ΒΙΒΛΟΣ

ΤΗΣ

ΕΘΝΟΠΡΟΔΟΣΙΑΣ

ΑΠΟΚΑΛΥΨΙΣ
ΤΗΣ ΕΘΝΟΠΡΟΔΟΣΙΑΣ ΤΟΥ Κ.Κ.Ε.
ΚΑΙ ΤΩΝ ΣΥΝΟΔΟΙΠΟΡΩΝ ΤΟΥ

ΕΚΔΟΣΙΣ ΣΥΛΛΟΓΟΥ ΕΠΑΝΑΠΑΤΡΙΣΘΕΝΤΩΝ
ΕΚ ΤΟΥ ΠΑΡΑΠΕΤΑΣΜΑΤΟΣ

ΑΘΗΝΑΙ 1961

ΠΡΟΛΟΓΟΣ

1. Ὁ διεθνὴς κομμουνισμὸς

Ὁ διεθνὴς κομμουνισμός, ὡς ὄργανον τοῦ ρωσικοῦ ἰμπεριαλισμοῦ, ἀποτελεῖ ἀπὸ μακροῦ ἄμεσον κίνδυνον διὰ τὴν ἐλευθερίαν τῶν λαῶν, τὴν εἰρήνην καὶ τὸν δημοκρατικὸν πολιτισμόν. Διὰ νὰ διαπιστωθῇ ὅμως γενικῶς, εἰς ὅλον τὸν κόσμον, ἡ ὕπαρξις αὐτοῦ τοῦ σοβαροῦ κινδύνου, ἔπρεπε νὰ κτηθῇ ἡ αἱματηρὰ ἐμπειρία ἀπὸ τὴν ἐφαρμογὴν τοῦ κομμουνιστικοῦ καθεστῶτος εἰς τὴν Σοβιετικὴν Ἕνωσιν, ἀπὸ τὴν ἀποικιοποίησιν τῆς Ἀνατολικῆς Εὐρώπης, ἀπὸ τοὺς τοπικοὺς πολέμους ποὺ ὑπεκίνησεν ἡ Μόσχα, ἀπὸ τὴν διείσδυσιν τῆς σοβιετικῆς ἐπιρροῆς εἰς τὰ νέας χώρας καὶ ἀπὸ τὰς ἀδιακόπους συνωμοσίας τῶν Κ.Κ. διὰ τὴν ἀνατροπὴν τῶν δημοκρατικῶν καθεστώτων (Δυτικὴ Εὐρώπη) ἢ τὴν παρεμπόδισιν ἀποκαταστάσεως καὶ ἐγκαθιδρύσεως τῶν δημοκρατικῶν θεσμῶν (Ἀφρική, Λατινικὴ Ἀμερικὴ κ.ἄ.). Ἡ δημοκρατικὴ ἀνθρωπότης κατενόησε τὴν ἔκτασιν καὶ τὴν σημασίαν τοῦ κομμουνιστικοῦ κινδύνου, κυρίως μετὰ τὸ ρωσικὸν πραξικόπημα εἰς τὴν Τσεχοσλοβακίαν τὸ 1948, μετὰ τοὺς πολέμους κατὰ τῆς Ἑλλάδος καὶ τῆς Κορέας, ποὺ ὑπεκίνησε καὶ κατηύθυνεν ἡ Μόσχα, καὶ μετὰ τὴν ρῆξιν τῆς Κόμινφορμ μὲ τὸν Τίτο. Ἀργότερα, ἦλθε τὸ ἕτερον μέγα δίδαγμα, μὲ τὴν εἰσβολὴν τῶν ρωσικῶν τεθωρακισμένων διὰ τὴν κατάπνιξιν τῶν ἐργατικῶν ἐξεγέρσεων εἰς τὴν Ἀνατολικὴν Γερμανίαν τὸ 1953 καὶ εἰς τὴν Οὐγγαρίαν, τὸ 1956. Ὁ δημοκρατικὸς κόσμος ἐτέθη, ἐκ τῶν γεγονότων, πρὸ τοῦ κρισίμου κινδύνου διὰ τὴν ὕπαρξίν του καὶ ἀπηλλάγη ἀπὸ πολλὰς αὐταπάτας, ὡς πρὸς τὴν νομιμοφροσύνην τῆς Σοβιετικῆς Ἑνώσεως ἔναντι τῶν συμφωνιῶν, ποὺ ὑπέγραψε μὲ τοὺς Δυτικοὺς κατὰ τὴν διάρκειαν ἢ μετὰ τὸν τερματισμὸν τοῦ δευτέρου παγκοσμίου πολέμου.

2. Ὁ διεθνὴς κομμουνισμὸς ἐναντίον τῆς Ἑλλάδος ἀπὸ τοῦ 1922

Πρὸ τῆς στυγνῆς ἑδραιώσεως τοῦ ὁλοκληρωτισμοῦ εἰς τὴν Ρωσίαν καὶ τῆς ἐξακριβώσεως, ὅτι τὸ μέγιστον ποσοστὸν τοῦ ἐθνικοῦ εἰσοδήματος τῆς ἀχανοῦς αὐτῆς χώρας διετίθετο εἰς πολεμικὰς καὶ στρατιωτικὰς δαπάνας, ἐλάχιστοι εἰς τὴν Δύσιν προέβλεπαν τὸν κίνδυνον ἢ ἠσθάνοντο τὰς πρώτας ἐκδηλώσεις του. Ἡ Ἑλλάς, ἀντιθέτως, ἀντεμετώπισεν ἀπροκλήτως, καὶ εὐθὺς ἐξ ἀρχῆς, τὴν κομμουνιστικὴν ἀπειλὴν κατὰ τῆς ἀνεξαρτησίας καὶ τῆς ἐδαφικῆς της ἀκεραιότητος. Διότι ἡ Μόσχα καὶ ἡ ὑπ' αὐτῆς διευθυνομένη «Κομμουνιστικὴ Διεθνής», ἐκ τῶν πρώτων στόχων ποὺ ἐξέλεξαν, διὰ τὰ πρῶτα ἐπίσης κτυπήματα τῆς ἀνέκαθεν ἰμπεριαλιστικῆς ρωσικῆς πολιτικῆς, ἦτο ἡ χώρα μας. Ἐφαίνετο ἀκόμη ὡς ἐλλάσσονος σημασίας ὁ κομμουνιστικὸς κίνδυνος διὰ τὴν ἀνθρωπότητα, ὅταν ἡ Μόσχα υἱοθέτησε τὰ συνθήματα τῶν Βουλγάρων Κομιτατζήδων διὰ τὴν Μακεδονίαν καὶ καθώρισεν, ὡς διπλωματικὴν καὶ «ἐπαναστατικὴν» ἐπιδίωξίν της, τὸν ἐδαφικὸν ἀκρωτηριασμὸν τῆς Ἑλλάδος καὶ τὴν ἐπέκτασιν τῆς βουλγαρικῆς κυριαρχίας εἰς τὸ Αἰγαῖον.

Ἀπὸ τοῦ 1922, ὅταν ἡ «Κομμουνιστικὴ Διεθνὴς» ἀπεφάσισε νὰ ἀκολουθήσῃ καὶ ἡ Σοβιετικὴ Ἕνωσις τὴν φιλοβουλγαρικὴν πολιτικὴν τῆς τσαρικῆς Ρωσίας, ἡ Ἑλλὰς δὲν ἀντεμετώπιζεν ἁπλῶς διαγραφομένους ἢ πιθανοὺς κινδύνους, ἀλλὰ τὴν ἄμεσον κομμουνιστικὴν ἀπειλὴν καὶ πρόκλησιν. Καὶ ἀπὸ τοῦ 1924, ὅταν τὸ 5ον Συνέδριον τῆς «Κομμουνιστικῆς Διεθνοῦς», διεκήρυξε καὶ δημοσίως τὸ σύνθημά του διὰ τὴν «ἀνεξάρτητη Μακεδονία καὶ Θράκη», ἡ Μόσχα καὶ οἱ Βούλγαροι—κομμουνισταὶ καὶ συντηρητικοὶ—εἶχαν ἤδη ἕνα ὄργανον τῆς ἀνθελληνικῆς των πολιτικῆς, ἐντὸς τῆς Ἑλλάδος, δηλαδὴ τὸ Κ.Κ.Ε.

Δημιούργημα τῆς Ρωσίας τὸ Κ.Κ.Ε. ἀπεδέχθη, δουλικώτατα καὶ ἀναντιρρήτως, νὰ προωθήσῃ τὴν φιλοβουλγαρικὴν πολιτικὴν τῆς «Κομμουνιστικῆς Διεθνοῦς» καὶ εἰς τὸ 3ον ἔκτακτον συνέδριόν του, παρόντος καὶ τοῦ σοβιετικοῦ ἡγέτου Μανουήλσκυ, ἀπεφάσισε καὶ διεκήρυξε τὰ ἀκόλουθα, ὡς δημοσιεύονται εἰς τὸν «Ριζοσπάστη» τῆς 14ης Δεκεμβρίου 1924: «**Ἀνεξαρτησία στὴ Μακεδονία καὶ στὴ Θράκη. Ἂν δὲν συντρίψουμε τὸν ἐθνικὸ ζυγὸ τῆς ντόπιας μπουρζουαζίας ποὺ βαρύνει πάνω σ' ἐμᾶς, δὲ μποροῦμε ἀλλοιώτικα νὰ γλυτώσουμε ἀπὸ τοὺς κατακτητικοὺς καὶ ἰμπεριαλιστικοὺς πολέμους ποὺ ξεσποῦν σὲ βάρος μας, ἐν ὅσῳ ἐξακολουθεῖ ἡ σημερινὴ κατάσταση τοῦ διαμελισμοῦ τῆς Μακεδονίας καὶ τῆς Θράκης ἀπὸ τὴ βαλκανικὴ καὶ τὴν ξτουρκικὴ μπουρζουαζία. Νὰ γιατὶ ἀγωνιζόμαστε γιὰ τὴν ἕνωση τῶν τριῶν τμημάτων τῆς Μακεδονίας καὶ Θράκης καὶ γιὰ ἑνιαία καὶ ἀνεξάρτητη κρατική τους ὕπαρξη. Ζήτω τὸ εἰρηνικὸ προλεταριᾶτο. Ζήτω ἡ ἀνεξάρτητη Μακεδονία καὶ Θράκη**».

Τὸ ὅτι δὲ τὸ Κ.Κ.Ε. ἦτο ἐν γνώσει τῆς βουλγαρικῆς τακτικῆς : «κατάκτησις τῆς Μακεδονίας καὶ Θράκης, μέσῳ τῆς ἀνεξαρτησίας καὶ αὐτονομίας»—ἀποδεικνύεται ἀπὸ τὴν ἐν συνεχείᾳ παρατήρησιν τοῦ Γιάννη Κορδάτου, διατελέσαντος καὶ γενικοῦ γραμματέως τοῦ Κ.Κ.Ε., δημοσιευομένην εἰς τὸν «Ριζοσπάστη» τῆς 25ης Δεκεμβρίου 1927 : «**Τὸ Κ.Κ.Ε. παρασύρθηκε σὲ συμμαχία μὲ τοὺς Βουλγάρους ὑπερεθνικιστές, τοὺς Κομιτατζῆδες, ἐνῶ ξέχασε νὰ μιλήσῃ ποτὲ γιὰ τὰ Δωδεκάνησα ποὺ ἀνήκουν στὴν Ἰταλία, ἂν καὶ τὰ 90ο)ο τοῦ πληθυσμοῦ τους εἶναι Ἕλληνες καὶ γιὰ τὴν Κύπρο ποὺ ἀνήκει στὴν Ἀγγλία, ἂν καὶ ὁ πληθυσμός της εἶναι κατὰ τὰ 85ο)ο ἑλληνικός... Ὁ κομμουνισμὸς στὴν Ἑλλάδα παρουσιάστηκε σὰ σύμμαχος τοῦ βουλγαρικοῦ σωβινισμοῦ**».

3. Αἱ ἐθνικαὶ διεκδικήσεις καὶ τὸ Κ.Κ.Ε.

Δὲν ἤργησεν ὅμως νὰ «ὁμιλήση» τὸ Κ.Κ.Ε. καὶ διὰ τὴν Κύπρον, τὰ Δωδεκάνησα καὶ τὴν Βόρειον Ἤπειρον! Ἡ 2α Ὁλομέλεια τῆς Κεντρικῆς Ἐπιτροπῆς του, τοῦ Νοεμβρίου 1934, ἀπεφάσισε καὶ τὰ ἑξῆς : **«Γιὰ τὸ σκοπὸ αὐτὸ (τῆς ἀποκατάστασης τῆς «ἐθνικῆς ἑνότητας»), οἱ κυρίαρχες τάξεις δραστηριοποιοῦν ἐξαιρετικὰ τὴν ἐθνικιστικὴ προπαγάνδιση τῶν μαζῶν καὶ τὸν ἰμπεριαλιστικὸ ἀλυτρωτισμὸ (Βόρεια Ἤπειρος, Κύπρος, Δωδεκάνησα κλπ.)».** Καὶ τὴν 18ην Νοεμβρίου 1929, ὁ «Ριζοσπάστης» ἔγραφε : **«Οἱ Κύπριοι πρέπει ν' ἀγωνισθοῦν κατὰ τῶν ἑνωτικῶν, τῶν ντόπιων Κυπρίων ἐκμεταλλευτῶν τους, ποὺ τοὺς καταπιέζουν καὶ τοὺς ληστεύουν καὶ ποὺ ἀγωνίζονται γιὰ τὴν παράδοσή τους ὡς ὑποχειρίων στὸν ἑλληνικὸ ἰμπεριαλισμό. Ἀγώνας ἐνάντια στὴν Ἕνωση, ποὺ εἶναι ἰμπεριαλιστικὸς ζυγός».**

Ἀπὸ τῆς ἱδρύσεώς του, τὸ Κ.Κ.Ε. δὲν περιωρίσθη εἰς τὰς ἐπιδιώξεις τῶν ὑπολοίπων βαλκανικῶν ἢ εὐρωπαϊκῶν κομμουνιστικῶν κομμάτων, δηλ. τὴν βιαίαν ἐπιβολὴν τῆς κομμουνιστικῆς δικτατορίας, ἀλλὰ μὲ ἰδιαιτέραν δραστηριότητα ἐπεδόθη εἰς τὴν κατασυκοφάντησιν τῶν ἐθνικῶν μας διεκδικήσεων (**«ἰμπεριαλιστικὸς ἀλυτρωτισμὸς»**) καὶ τὴν πρακτόρευσιν τοῦ βουλγαρικοῦ σωβινισμοῦ (**«ἀνεξαρτησία Μακεδονίας καὶ Θράκης»**). Ὅπως, ἐπίσης, ἀπὸ τῶν πρώτων ἡμερῶν τῆς ὑπάρξεώς του ἔπαιζε καὶ τὸν ρόλον τῆς «πέμπτης φάλαγγος» τῶν Τούρκων, ἐργαζόμενον συνωμοτικῶς **διὰ τὴν διάλυσιν τοῦ ἑλληνικοῦ στρατοῦ εἰς τὴν Μικρὰν Ἀσίαν καὶ τὴν ἐνίσχυσιν τοῦ Κεμάλ, εὐνοουμένου τότε τῆς Μόσχας.** Οὐδὲν Κ.Κ. ἀπετόλμησεν, ἀδιστάκτως, μίαν τοιαύτην δημοσίαν καταπρόδοσιν τῆς χώρας εἰς ἣν δρᾷ, ὅπως τὸ Κ.Κ. εἰς τὴν Ἑλλάδα... ·

4. Σειρὰ ἀπροκαλύπτων προδοσιῶν

Καί, φυσικά, αἱ προδοσίαι συνεχίσθησαν. Τὸ Κ.Κ.Ε. κατηγόρησε τὸν ἀμυντικόν μας πόλεμον τῆς 28ης Ὀκτωβρίου 1940 ὡς «καταχτηκό». Ἐπεζήτησε τὴν εὔνοιαν τῶν χιτλερικῶν στρατευμάτων κατοχῆς καὶ τὴν ἐπέτυχε, ὡς δεικνύει καὶ ἡ ἀπελευθέρωσις τῶν στελεχῶν του τῆς Ἀκροναυπλίας. Ἐκαπηλεύθη τὸν πόθον τοῦ ἑλληνικοῦ λαοῦ διὰ τὴν συνέχισιν τοῦ πολέμου μὲ ἄλλα μέσα καὶ ἵδρυσε τὸ ΕΑΜ, τὸν ΕΛΑΣ, τὴν ΕΠΟΝ καὶ ἄλλας ὀργανώσεις, διὰ τὴν παγίδευσιν τῶν πατριωτῶν καὶ τὴν μετατροπήν των εἰς ἄβουλα ὄργανα τῆς προδοσίας. Συνειργάσθη μὲ τοὺς Βουλγάρους καὶ τοὺς Γερμανοὺς κατακτητάς, καθὼς καὶ μὲ τοὺς Ἀλβανούς, καὶ τὸ ἴδιον ὡμολόγησε τὴν ὑπογραφὴν συμφωνιῶν τῶν ὀργανώσεών του μὲ αὐτούς. Κατεπρόδωσε τὸν φρικτῶς ὑπόδουλον εἰς τοὺς Βουλγάρους λαὸν τῆς Μακεδονίας καὶ τῆς Θράκης. Παρημπόδισε τὴν διαφυγὴν πατριωτῶν, διὰ τὴν ἐνίσχυσιν τοῦ ἑλληνικοῦ στρατοῦ εἰς τὴν Μέσην Ἀνατολήν. Διέλυσε μονάδας τῶν ἐλευθέρων ἑλληνικῶν ἐνόπλων δυνάμεων. Ἐπετέθη κατὰ τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων τῆς Ἠπείρου, τῆς Ρούμελης, τῆς Πελοποννήσου καὶ τῆς Βορείου Ἑλλάδος. Ἐδολοφόνησε ἡγετικὰ στελέχη τῆς ἐθνικῆς ἀντιστάσεως εἰς τὰς πόλεις. Καὶ κατετρομοκράτει τὸν λαὸν διὰ τῆς ΟΠΛΑ καὶ τῶν «ἀνταρτοδικείων» του.

Μετὰ τὴν ἀπελευθέρωσιν τὸ Κ.Κ.Ε. ἐξαπέλυσε τὸ δεκεμβριανὸν κίνημα, ἐξετέλεσεν ἀνατριχιαστικὰ ἐγκλήματα καὶ ἐπεσσώρευσε σοβαρὰς καταστροφάς. Καὶ ἐνῷ προσήρχετο ἡττημένον εἰς τὴν Βάρκιζαν, ἀπεφάσιζε τὴν ἀπόκρυψιν τοῦ ὁπλισμοῦ του καὶ τὴν ἐξαπόλυσιν τοῦ συμμοριτοπολέμου. Ἡ Ἑλλάς, καὶ κατὰ τὸν Δεκέμβριον τοῦ 1944 καὶ κατὰ τὸν συμμοριτοπόλεμον (1946—1949), διέτρεξε τὸν θανάσιμον κίνδυνον νὰ μεταβληθῇ εἰς ρωσικὴν ἐπαρχίαν. Τὸ ἴδιον ἄλλωστε τὸ Κ.Κ.Ε., βέβαιον διὰ τὴν ἐπικράτησιν τῶν συμμοριῶν του (αἱ ὁποῖαι ὠργανώθησαν εἰς τὰς «λαϊκὰς δημοκρατίας» καὶ ἐξαπελύοντο ἀπὸ αὐτάς), διεκήρυξε, μὲ τὴν ἀπόφασιν τῆς 5ης ὁλομελείας του, τὸ 1949, ὅτι προτίθεται νὰ ἱκανοποιήσῃ τοὺς «ἐθνικοὺς» πόθους τῶν «Σλαβομακεδόνων», διὰ τῆς ἀποσπάσεως ἑλληνικῶν ἐδαφῶν. Ἡ νίκη εἰς τὸν Γράμμον καὶ τὸ Βίτσι, τὸν Αὔγουστον τοῦ 1949, ἔσωσε τὸ ἔθνος ἀπὸ τὴν ὑποδούλωσιν.

5. Προετοιμασίαι διὰ νέαν δρᾶσιν κατὰ τῆς Ἑλλάδος

Δὲν κατέθεσεν ὅμως τὰ ὅπλα τὸ Κ.Κ.Ε. καὶ δὲν ἐγκατέλειψε τὰς ἐπιδιώξεις του. Ὅπως πάντοτε, ἐν μέσῳ ψευδολογιῶν καὶ διακηρύξεων περὶ εἰρήνης, δημοκρατίας καὶ συμφιλιώσεως, ἀνασυνεκρότησε τὰ ὑπολείμματα τοῦ συμμοριτισμοῦ, τὰ ἐγκατέστησεν εἰς τὰς κομμουνιστικὰς χώρας, ἔθεσεν ὑπὸ ἐκπαίδευσιν τὰ τραγικὰ θύματα τοῦ παιδομαζώματος εἰς σχολὰς κατασκοπείας κ.ἄ., προσέφερε στελέχη του εἰς τὰ Γενικὰ Επιτελεῖα τῶν δορυφόρων, ἀντετάχθη εἰς τὸν ἀπελευθερωτικὸν ἀγῶνα τῶν Κυπρίων καὶ κατέδωσε τὴν ἡγεσίαν τῆς ΕΟΚΑ εἰς τοὺς Ἄγγλους, παρέσχε τὴν ἔγκρισίν του διὰ τὴν ἐξόντωσιν τῶν Βορειοηπειρωτῶν καί, εἰς πᾶσαν περίπτωσιν, ὑποστηρίζει τοὺς Βουλγάρους, τοὺς Ρώσους καὶ τοὺς Ἀλβανοὺς εἰς τὴν ἀνθελληνικήν των πολιτικὴν καὶ τὰς ἀνθελληνικάς των συνωμοσίας. Καὶ διὰ νὰ ἐπιτύχῃ τὰς ἐπιδιώξεις του, τὸ Κ.Κ.Ε. δὲν διατηρεῖ μόνον τὸν παράνομον μηχανισμόν του εἰς τὴν Ἑλλάδα καὶ τὰς στρατιωτικῶς συγκεκροτημένας συμμορίας του εἰς τὸ σιδηροῦν παραπέτασμα, ἀλλὰ καὶ ἕνα νόμιμον πολιτικὸν κόμμα, τὴν ΕΔΑ, ἡ ὁποία ἱδρύθη ἀπὸ τὸ ΚΚΕ καὶ διευθύνεται ἀπὸ τὰ στελέχη του.

6. Ἡ καταδίκη τοῦ Κ.Κ.Ε.

Μία σειρὰ ἀδιαψεύστων ντοκουμέντων διὰ τὴν ἀπροκαλύπτως προδοτικὴν πολιτικὴν τοῦ Κ.Κ.Ε. καὶ τὰ φρικαλέα ἐγκλήματά του, παρατίθεται εἰς τὰς ἀκολούθους σελίδας, κατὰ τρόπον ἐπιτρέποντα τὴν ἐξαγωγὴν ἀντικειμενικῶν καὶ ἀνεπηρεάστων συμπερασμάτων. Τὰ αἰσθήματα τὰ ὁποῖα θὰ προκληθοῦν εἰς τὸν ἀναγνώστην καὶ τὸν ἐρευνητὴν ἀπὸ τὴν μελέτην τῶν στοιχείων ποὺ παρατίθενται, δὲν θὰ ὀφείλονται εἰς ἀδίκους καὶ μεροληπτικὰς κρίσεις ἀντιπάλων τοῦ ἐν Ἑλλάδι δρῶντος «ξένου στρατοῦ», ἀλλὰ εἰς τὰ γραπτὰ καὶ τὰς πράξεις τοῦ ἰδίου τοῦ Κ.Κ.Ε., ποὺ συνθέτουν καὶ τὴν ἐθνικὴν αὐτοκαταδίκην του.

Ἕλλην στρατιώτης εἰς τὸ μέτωπον τῆς Βορείου Ἠπείρου, κατὰ τὸν πόλεμον τοῦ 1940-41

→




Τὸ «ΟΧΙ» τῆς 28ης Ὀκτωβρίου τοῦ 1940, δὲν εὗρεν ἀπήχησιν εἰς τὸ Κ.Κ.Ε. Εἰς τὴν κρισιμωτέραν φάσιν τῆς ἐνόπλου ἀναμετρήσεως τῆς δημοκρατίας μὲ τὸν φασισμόν, οἱ κομμουνισταὶ εἶχαν συνταχθῆ μὲ τὸν Χίτλερ. Πιστὸν εἰς τὴν συμμαχίαν τοῦ Γ'. Ράϊχ μὲ τὴν Σοβιετικὴν Ἕνωσιν, τὸ Κ.Κ.Ε. ἐχαρακτήρισε τὸν ἀμυντικὸν πόλεμον τῆς Ἑλλάδος: «πόλεμο καταχτητικὸ καὶ ἰμπεριαλιστικὸ» (Ἐπιστολὴ τοῦ ἀρχηγοῦ τοῦ Κ.Κ.Ε. Ν. Ζαχαριάδη, δημοσιευθεῖσα εἰς τὴν «Κομμουνιστικὴ Ἐπιθεώρηση» τοῦ Ἰουλίου 1942 καὶ εἰς τὸν «Ριζοσπάστη» τῆς 28ης Ὀκτωβρίου 1945). Καὶ ἀντετάχθη, δι' ὅλων τῶν μέσων του, εἰς τὴν ἀπόκρουσιν τῆς φασιστικῆς ἐπιδρομῆς. Τὴν 18ην Μαρτίου 1941 δέ, τὸ Κ.Κ.Ε. προσεκάλει τὸ ἔθνος **«νὰ πάρῃ παράδειγμα ἀπὸ τὸν ἀδελφὸ λαὸ τῆς Βουλγαρίας»**, δηλαδὴ νὰ συμμαχήσῃ μὲ τὸν Χίτλερ—ὅπως ἡ Βουλγαρία τὴν 1ην Μαρτίου 1941—καὶ νὰ προσδεθῆ εἰς τὸν ἄξονα τοῦ φασισμοῦ.

«Ἡ Κεντρικὴ Ἐπιτροπὴ τοῦ Κ.Κ.Ε. καλεῖ τοὺς φαντάρους, τοὺς ναῦτες καὶ τοὺς ἀεροπόρους μας, νὰ πάρουν στὰ χέρια τους τὶς διοικήσεις τῶν μονάδων τους, ἐκλέγοντας προσωρινὲς ἐπιτροπές, ποὺ ν' ἀντιπροσωπεύουν ὅλους, ἀπὸ τὸ στρατιώτη μέχρι τὸ στρατηγό, ὅσους συμφωνᾶνε σὲ τοῦτο τὸ πρόγραμμα δράσης: Νὰ προτείνουν εἰρήνη στοὺς ἀπέναντι ἀντιπάλους τους καὶ ν' ἀπαιτήσουν ἀπὸ τὸ ἄλλο μέρος παραίτηση τῆς κυβέρνησης, σχηματισμὸ προσωρινῆς ἀντιπολεμικῆς, ἀντιδικτατορικῆς κυβέρνησης μετώπου ἐθνικῆς σωτηρίας—εἰρήνης, σταμάτημα τοῦ πολέμου, ἀκύρωση τῶν πολιτικῶν καὶ στρατιωτικῶν συμφώνων ποὺ κλείστηκαν μὲ τοὺς Ἐγγλέζους καὶ προσανατολισμὸ τῆς χώρας πρὸς τὴ Σοβιετικὴ Ἕνωση. Ἡ Κεντρικὴ Ἐπιτροπὴ καλεῖ τὴν ἐργατικὴ τάξη καὶ ἰδιαίτερα τοὺς ἐργάτες μεταφορῶν, ναυτεργάτες, λιμενεργάτες, αὐτοκινητιστὲς καὶ ἐργάτες πολεμικῶν ἐργοστασίων νὰ ἐφαρμόσουν τὸ πιὸ φαρδὺ ἑνιαῖο ἐργατικὸ ἀντιπολεμικὸ μέτωπο, μὲ τοὺς ἀρχηγοὺς καὶ μὲ τοὺς ἐργάτες, μὲ ὅλους ὅσους συμφωνᾶνε στὴν πλατφόρμα τοῦ μετώπου ἐθνικῆς σωτηρίας εἰρήνης, συγκροτώντας ἐπιτροπὲς ἐργοστασιακὲς καὶ σωματειακὲς ὁμάδες καὶ νὰ παλαίψουν μὲ συγκεντρώσεις, μὲ διαδηλώσεις, μὲ κωλυσιεργία στὴν παραγωγή, μὲ οἰκονομικὲς καὶ πολιτικὲς ἀπεργίες... Νὰ κάνῃ ὅ,τι μπορεῖ γιὰ νὰ σταματήσῃ τὸν πόλεμο ποὺ ἔφερε ἡ ἀγγλόδουλη σπεῖρα, προκαλώντας τὴν ἰταλικὴ εἰσβολή... Νὰ πάρῃ παράδειγμα ὁλόκληρος ὁ ἑλληνικὸς λαὸς







ἀπὸ τὸν ἡρωϊκὸ ἀδελφὸ λαὸ τῆς Βουλγαρίας, ποὺ κάνει ὅ,τι μπορεῖ γιὰ τὴν ἀποκατάσταση τῆς εἰρήνης στὰ Βαλκάνια καὶ τὴν πραγματικὴ συνεννόηση ὅλων τῶν Βαλκανικῶν λαῶν».

Καὶ ἐνῷ ἡ Ἑλλὰς περιήρχετο ὑπὸ τὴν ἐχθρικὴν κατοχήν, τὸ Κ.Κ.Ε. ἔθετεν εἰς κυκλοφορίαν προκηρύξεις μὲ τὸ κείμενον ἀποφάσεως τῆς Κεντρικῆς Ἐπιτροπῆς του, δημοσιευθείσης καὶ εἰς τὸν «Ριζοσπάστη» τῆς 14ης Ἀπριλίου 1941, εἰς τὰς ὁποίας ἀναφέρονται καὶ τὰ ἑξῆς :

«Καλοῦμε ὅλο τὸ λαὸ νὰ σκεφθῆ πόσο διαφορετικὴ θὰ ἦταν ἡ θέση του σήμερα, ἂν ἡ ἐπιστράτεψη τῆς 28 Ὀχτώβρη 1940 μετατρεπόταν σὲ λαϊκὸ ξεσήκωμα, ποὺ θὰ σάρωνε τὴ διχτατορία καὶ θ' ἀσφάλιζε τὴν εἰρήνη καὶ τὴν ἀνεξαρτησία μας, μὲ μιὰ συμφωνία μὲ τὴ Σοβιετικὴ Ἕνωση. Νὰ σκεφθῆ πόσες μανάδες θὰ χαίρονταν τὰ παληκάρια τους, πὼς ἡ Μακεδονία, ἡ Θράκη καὶ ὅλα ὅσα ἀκόμα θὰ χάσουμε, θὰ γλύτωναν τὸν ξενικὸ ζυγὸ καὶ πὼς ἀντὶ γιὰ μαγνητικὲς νάρκες, μπόμπες, πεῖνα καὶ καταστροφές, ὁ λαός μας θἄχε τώρα πραγματικὴ ἐλευθερία. Νὰ σκεφθῆ ἀκόμα πὼς ἂν τὸ σωτήριο αὐτὸ ξεσήκωμα δὲν ἔγινε, αἰτία εἶναι ἡ πλάνη τοῦ λαοῦ πὼς ὁ πόλεμος ἦταν δίκιος, πὼς ἄλλος τρόπος γιὰ νὰ ὑπερασπίσουμε τὴν ἀνεξαρτησία μας δὲν ὑπῆρχε. Καὶ νὰ μάθη πὼς μὲ τὴν πλάνη αὐτὴ τὸν ξεγέλασαν οἱ τύραννοι, ἀναθέτοντες σὲ χαφιέδες τῆς «προσωρινῆς διοίκησης» νὰ σκαρώσουν ἀτιμίες καὶ παγίδες, πλαστογραφίες καὶ ἄλλα ἐγκλήματα, ὅπως τὸ πλαστὸ γράμμα τοῦ ἀρχηγοῦ τοῦ λαοῦ σ. Ζαχαριάδη».

← *Τὸ ἔθνος διεξήγαγε σύσσωμον τὸν ἀμυντικὸν πόλεμον τοῦ 1940-41, μὲ μόνους ρίψασπιδας τοὺς κομμουνιστὰς*

Η ΕΥΝΟΙΑ ΤΩΝ ΚΑΤΑΚΤΗΤΩΝ ΠΡΟΣ ΤΟ Κ.Κ.Ε.

Οἱ Γερμανοὶ ναζὶ ἀνταπέδωσαν τὰς πρὸς αὐτοὺς θετικὰς ὑπηρεσίας τοῦ Κ.Κ.Ε. Πράγματι, τὴν 28ην 'Ιουνίου 1941 μετέβησαν εἰς τὰς φυλακὰς 'Ακροναυπλίας δύο ἀξιωματικοὶ τῆς Γκὲ-'Εφ-Πὲ (εἰδικῆς μυστικῆς ἀστυνομίας τῶν γερμανικῶν ἀρχῶν κατοχῆς), συνοδευόμενοι ἀπὸ ἐκπρόσωπον τῆς ἐν 'Αθήναις Πρεσβείας τῆς Βουλγαρίας, προσκομίζοντες τὴν ὑπ' ἀριθ. 621 διαταγὴν τῆς ὑπηρεσίας των. Δι' αὐτῆς διετάσσετο ἡ ἀποφυλάκισις 27 ἡγετικῶν στελεχῶν τοῦ Κ.Κ.Ε., καταγομένων ἐκ Μακεδονίας καὶ Θράκης, ὅπου οἱ ναζὶ εἶχαν ἐγκαταστήσει τὴν βουλγαρικὴν κατοχήν. Προηγουμένως, οἱ ἐν 'Ακροναυπλίᾳ κομμουνισταὶ εἶχαν ἀρνηθῆ νὰ ἐγκαταλείψουν τὴν φυλακὴν δραπετεύοντες, τῇ ἀνοχῇ τῶν φυλάκων, ἐν ἀναμονῇ εὐνοϊκῆς ὑπὲρ αὐτῶν ἀποφάσεως τῶν γερμανικῶν ἀρχῶν! Οἱ ἀπολυθέντες ὑπὸ τῆς Γκὲ-'Εφ-Πὲ καὶ τῶν Βουλγάρων κομμουνισταὶ εἶναι οἱ ἑξῆς:

1. 'Ανδρέας Τσίπας, ἀναπληρωτὴς γεν. γραμματεὺς τοῦ Κ.Κ.Ε.
2. 'Ανδρέας Τζίμας, μέλος τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε.
3. Κ. Λαζαρίδης, μέλος τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε.
4. Ζησιάδης ἢ Τερπόβσκυ, μέλος τοῦ Μακεδονικοῦ Γραφείου τοῦ Κ.Κ.Ε.
5. Ζήσης Βελιόπουλος
6. Ζήσης Καλλιμάνης
7. 'Αναστ. Καρατζᾶς
8. Πέτρος Κέντρος
9. Λάμπρος Μόσχος
10. Κυρ. Μπιλάλης
11. 'Αθαν. Πέϊκος
12. Λαζ. Μποζίνης
13. Στελ. Παπανεδέλιος
14. Διαμ. Τσιτσίνας.
15. Νικ. Σωτηρίου
16. Μιχ. Σκουπακίδης
17. Νικ. Χαϊβανίδης
18. Ροῦσος Χαριζάνης
19. 'Εμμ. Καζαντζῆς
20. Κωνστ. Λάμπου
21. Δημήτριος Λέσκας
22. Φώτιος Οὐρούζης
23. Παντ. Τζίκας
24. 'Ιω. Κωνσταντινίδης
25. Θεοδ. Εὐθυμιάδης
26. Λάζαρος Ντάμιος
27. 'Εμμ. Χαραλάμπους

'Ο 'Ανδρέας Τσίπας, ἀφιχθεὶς εἰς τὰς 'Αθήνας, συνελήφθη ἀπὸ τὴν 'Ασφάλειαν, ἀλλ' ἀφέθη ἐλεύθερος ἐπικαλούμενος διάφορα ἔγγραφα τῆς βουλγαρικῆς Πρεσβείας, διὰ τῶν ὁποίων ἀπεδεικνύετο ὅτι ἦτο πράκτωρ τῆς Βουλγαρίας. 'Ο Τσίπας διετέλεσεν ἡγέτης τοῦ Κ.Κ.Ε. μέχρι καὶ τοῦ Φθινοπώρου τοῦ 1941, ὅτε ἐπανῆλθεν ὁ Γ. Σιάντος εἰς τὴν γεν. γραμματείαν τοῦ κόμματος. Τὰς σχέσεις τοῦ Τσίπα μὲ τοὺς Βουλγάρους ἀπεκάλυψεν, εἰς τὰ δημοσιευθέντα ἀπομνημονεύματά του, καὶ καὶ ὁ καπετάνιος τῆς ΙΙ Μεραρχίας τοῦ ΕΛΑΣ 'Ορέστης.

Η ΕΘΝΙΚΗ ΑΝΤΙΣΤΑΣΙΣ ΚΑΙ ΤΟ Κ.Κ.Ε.

«Ἡ ὀργάνωσις καὶ ἡ ἀνάπτυξις τοῦ ΕΑΜ—ΕΛΑΣ, εἶναι ἡ συνέχεια τῶν λαϊκῶν μετώπων, ποὺ ἐχάραξε τὸ 1934 ἡ 3η Διεθνὴς (Κόμιντερν) εἰς τὸ 7ον συνέδριον της. Εἰς τὴν Ἑλλάδα τὸ λαϊκὸν μέτωπον δὲν κατωρθώθη μέχρι τῆς ἡμέρας τῆς κατοχῆς νὰ λάβῃ σοβαρὰν ἔκτασιν. Εἰς τὸν πολιτικὸν κόσμον τῆς Ἑλλάδος διέφυγε πλήρως ἡ σημασία τῆς νέας γραμμῆς τοῦ 7ου συνεδρίου. Ἡ πολιτικὴ τῶν λαϊκῶν μετώπων, καὶ ἀργότερα τῶν πατριωτικῶν τοιούτων, ὑπὸ κατοχήν, ἦτο μία νέα μορφὴ ἀγῶνος τῶν Κομμουνιστικῶν Κομμάτων διὰ τὴν ἄνοδόν των εἰς τὴν ἐξουσίαν».

ΚΟΜΝΗΝΟΣ ΠΥΡΟΜΑΓΛΟΥ

«Διὰ τοὺς ἡγέτας τοῦ ΕΑΜ—ΕΛΑΣ (ὄχι ὅμως καὶ διὰ πολλοὺς ἐκ τῶν ὀπαδῶν του, τῶν ὁποίων ἦτο εὔκολον νὰ ἐκμεταλλευθοῦν τὸν ἐνθουσιασμόν), ἡ πάλη κατὰ τῶν Γερμανῶν ἦτο δευτερεύουσα μέριμνα, ἡ ὁποία ἀνελαμβάνετο μόνον διὰ σκοποὺς ἐξυπηρετούντας τὸν ἀρχικὸν σκοπὸν τῆς κατακτήσεως τῆς ἐξουσίας».

ΓΟΥΝΤΧΑΟΥΖ-ΚΡΙΣ

«Κατὰ πρῶτο λόγο, σὰ γενικὴ τακτική: νὰ ὑποχωροῦμε μπροστὰ στὸν προελαύνοντα ἐχθρό, μὴ λυπούμενοι τὸ ἔδαφος ποὺ χάνουμε. Νὰ διατηρήσουμε τὶς δυνάμεις μας ἀκέραιες γιὰ τοὺς μελλοντικοὺς σκοπούς μας. Ἔτσι μοῦ τὴ διετύπωσε ὁ Σιάντος. Ἀλλὰ καὶ σὰ νοοτροπία: στρατικοποίηση τοῦ ΕΛΑΣ πάνω στὸ παληὸ γραφειοκρατικό, καραβανάδικο πνεῦμα, ραχάτι, καλοπέραση, πολιτικολογία καὶ πολεμικὸς συμβιβασμὸς στὴν οὐσία μὲ τὸν καταχτητή... Γενειάδα, χατζάρι, σαδισμός, αὐθαιρεσία, διαφθορά. Συχνὰ θεωροῦνταν παληκαριὰ ἡ ἀπείθεια καὶ ἡ ἀπολίτιστη τρομοκρατικὴ αἱμοβορία».

ΚΩΣΤΑΣ ΚΑΡΑΓΙΩΡΓΗΣ

«Εἰς ἀπάντησιν τοῦ ἐρωτήματος ποῖον ρόλον ἔπαιξεν ὁ ΕΛΑΣ κατὰ τὴν καταδίωξιν τῶν ὑποχωρούντων Γερμανῶν, ἔρχεται τὸ γεγονός, ὅτι ἐνῷ τὰ ἀγγλικὰ στρατεύματα ἐκινοῦντο πρὸς Βορρᾶν, καταδιώκοντα τοὺς Γερμανούς, συνήντων δυνάμεις τοῦ ΕΛΑΣ αἱ ὁποῖαι ἐβάδιζαν πρὸς τὴν ἀντίθετον κατεύθυνσιν. Διότι ὁ ΕΛΑΣ ἐνδιεφέρετο πολὺ περισσότερον νὰ ἐπιστρέψῃ εἰς τὰς Ἀθήνας διὰ νὰ καταλάβῃ τὴν ἐξουσίαν, παρὰ νὰ πολεμήσῃ κατὰ τῶν Γερμανῶν».

ΟΥΩΛΤΕΡ ΣΙΤΡΙΝ

ΤΟ ΚΚΕ ΕΝΑΝΤΙΟΝ ΤΗΣ ΕΘΝΙΚΗΣ ΑΝΤΙΣΤΑΣΕΩΣ

Τὸ Κ.Κ.Ε. μόνον μετὰ τὴν αἰφνιδιαστικὴν ἐπίθεσιν τοῦ Χίτλερ κατὰ τῆς συμμάχου του Σοβιετικῆς Ἑνώσεως τὴν 22αν Ἰουνίου 1941, ἐσκέφθη ὅτι ὤφειλε ν' ἀναλάβῃ κάποιαν δρᾶσιν, ὄχι πάντως ἐνόπλου μορφῆς, διὰ τὴν **«ὑπεράσπιση τῆς Σοβιετικῆς Ἕνωσης»**. Ἔτσι ἡ Κ.Ε. τοῦ Κ.Κ.Ε. εἰς προκήρυξίν της τῆς 1ης Αὐγούστου 1941 ἀναφέρει :


«Μέσα στὶς σημερινὲς συνθῆκες τὸ βασικὸ καθῆκον τῶν Ἑλλήνων κομμουνιστῶν εἶναι ἡ ὀργάνωση τῆς πάλης τοῦ ἑλληνικοῦ λαοῦ γιὰ τὴν ὑπεράσπιση τῆς Σοβιετικῆς Ἕνωσης καὶ τὴν ἀποτίναξη τοῦ ξενικοῦ ζυγοῦ».

Ὁ Γιάννης Πετσόπουλος, ἐκ τῶν παλαιῶν κομμουνιστικῶν στελεχῶν, εἰς τὸ βιβλίον του: «Τὰ πραγματικὰ αἴτια τῆς διαγραφῆς μου ἀπὸ τὸ Κ.Κ.Ε.», ἀποκαλύπτει ὅτι ἡ ἡγεσία τοῦ Κ.Κ.Ε. **«κατάγγελνε τὸ ἀντάρτικο γιὰ τυχοδιωκτισμὸ καὶ τὰ σαμποτὰζ γιὰ προβοκάτσια»**. Ὁ Γ. Σιάντος, εἰς τὴν εἰσήγησίν του ἐνώπιον τῆς 8ης Ὁλομελείας τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε. τὸν Ἰανουάριον τοῦ 1942 ὑπεστήριζε, καταπολεμῶν τὴν ἀνταρτικὴν μορφὴν τῆς ἐθνικῆς ἀντιστάσεως, ὅτι **«μὲ τὴν κουμπούρα,δὲν τρώει ψωμὶ ὁ λαός»**. Ἐπίσης, ἡ «Κομμουνιστικὴ Ὀργάνωση Ἀθήνας», μὲ προκήρυξίν της τὸν Σεπτέμβριον τοῦ 1942, κατήγγειλεν ὅτι **«ἡ ἀνατίναξη τῆς ΕΣΠΟ εἶναι προβοκάτσια, ποὺ εἶχε σὰν συνέπεια ἄσκοπα θύματα»**. Ὁ Πετσόπουλος προσθέτει:

«Οὔτε τὸ ἀντάρτικο εἶναι ὀργάνωση καὶ πρωτοβουλία τῆς ἡγεσίας τοῦ Κ.Κ.Ε. Ἀντίθετα ἡ κομματικὴ ἡγεσία κλώτσησε στὴν ἀρχή! Ἡ ἐμφάνιση τῶν πρώτων ἀνταρτικων ὁμάδων στὰ Γεράνια, **χτυπήθηκε.** Τὸ Κ.Κ.Ε υἱοθετοῦσε τὴν ἴδια μὲ τὴν ἀντίδραση ἄποψη, γιὰ τὸ ἄσκοπο καὶ ἐπιβλαβὲς τῶν σαμποτὰζ καὶ τοῦ ἀνταρτοπολέμου καὶ ἤθελε μονάχα ἀγώνα γιὰ τὸ ψωμὶ καὶ τὴν ἐπιβίωση. Μόνον ὅταν τὸ ραδιόφωνο τῆς Μόσχας χαρακτήρισε τὴν ἀνατίναξη τῆς ΕΣΠΟ σὰν μιὰ ἀπὸ τὶς πιὸ χαρακτηριστικὲς πράξεις ἀντίστασης κατὰ τῆς κατοχῆς, τὸ Κ.Κ.Ε. βγῆκε νὰ διορθώσῃ τὴν ἄποψή του, ἐπιρρίπτοντας τὴν κατάκριση τῆς πράξεως στὸν «γκεσταπίτη Καρβούνη». Στὸ ἀντάρτικο, ὁ Ἄρης καὶ ὁ Ὀρέστης βγῆκαν μόνοι, **δίχως τὴν προηγούμενη ἔγκριση τῆς κομματικῆς ἡγεσίας».**

Οὔτε καὶ τὴν ἀνατίναξιν τῆς γεφύρας τοῦ Γοργοποτάμου ἀπὸ ἀντάρτας τοῦ Ζέρβα καὶ Βρεταννοὺς σαμποτὲρ ἐνέκρινε τὸ Κ.Κ.Ε., παρὰ τὸ γεγονὸς ὅτι ὑπεχρεώθη καὶ ὁ Ἄρης Βελουχιώτης νὰ διαθέσῃ, εἰς ὑποστήριξιν τοῦ ἐγχειρήματος, μίαν ἀπὸ τὰς ὁμάδας του. Ἀντιθέτως, ἐπετιμήθη ὁ Ἄρης διὰ τὴν συμμετοχήν του εἰς τὴν ἀνατίναξιν τοῦ Γοργοποτάμου. Μόνον ὅταν ἡ Μόσχα πάλιν ἀνεφέρθη καὶ εἰς τὸ γεγονὸς αὐτό, τὸ Κ.Κ.Ε. ἤρχισε καπηλευόμενον τὸ ἡρωϊκὸν κατόρθωμα.

ΤΟ ΚΚΕ ΑΠΕΔΟΚΙΜΑΣΕ ΤΗΝ ΑΝΑΤΙΝΑΞΙΝ ΤΗΣ ΕΣΠΟ ΤΗΝ ΑΝΑΤΙΝΑΞΙΝ ΤΟΥ ΓΟΡΓΟΠΟΤΑΜΟΥ ΚΑΙ ΤΟΥΣ ΠΡΩΤΟΥΣ ΑΝΤΑΡΤΑΣ





Τὸ Κ.Κ.Ε. ἵδρυσε τὸ ΕΑΜ, τὸν ΕΛΑΣ, τὴν ΕΠΟΝ καὶ τὰς ὑπολοίπους «ἀντιστασιακὰς» ὀργανώσεις του, διὰ νὰ παγιδεύσῃ τὸν ἑλληνικὸν λαὸν καὶ νὰ ἀποκτήσῃ τὴν ἀναγκαίαν δύναμιν, ὄχι διὰ τὴν καταπολέμησιν τῶν κατακτητῶν, ἀλλὰ διὰ τὴν ἐπιβολὴν τῆς δικτατορίας του. Πρῶτος στόχος τοῦ ΕΛΑΣ ἦτο ὁ στρατηγὸς Ζέρβας καὶ αἱ ἀνταρτικαὶ ὁμάδες τοῦ ΕΔΕΣ, τῶν ὁποίων τὴν διάλυσιν ἐπεδίωκε τὸ Κ.Κ.Ε. Παρὰ ταῦτα ὁ Ζέρβας κατέβαλε κάθε προσπάθειαν διὰ τὴν ἀποτροπὴν τῆς συγκρούσεως. Ὑπὸ τὸ πνεῦμα αὐτὸ εἶναι συντεταγμένη καὶ ἡ ἀνωτέρω ἐν φωτοτυπίᾳ ἐπιστολή του πρὸς τὸν κ. Στ. Χούταν, ἀρχηγὸν τῶν ἀνταρτικῶν ὁμάδων τοῦ ΕΔΕΣ τῆς περιοχῆς Βάλτου. Ὁ Ζέρβας γράφει τὴν 10ην Ἰανουαρίου 1943: «Σοῦ ἔστειλα προηγουμένην μου διαταγήν, συνιστῶντας ἀποφύγωμεν πᾶσαν παρεξήγησιν... Θεωρῶ ὀλέθριον νὰ ἀρχίσωμεν ἀδελφοκτόνον καὶ ἐμφύλιον σπαραγμόν. Ὑπὸ τὸ πνεῦμα αὐτὸ πρέπει νὰ διέπωνται ὅλαι μας αἱ ἐνέργειαι».


Ο ΣΑΡΑΦΗΣ ΑΦΟΠΛΙΖΕΤΑΙ ΑΠΟ ΤΟΝ ΕΛΑΣ

Ἀλλά, ὁ ΕΛΑΣ ἀποδύεται εἰς τὸ ἔργον τῆς ἐξοντώσεως τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων. Ὑπὸ ἡμερομηνίαν 6 Μαρτίου 1943, ὁ στρατηγὸς Ζέρβας ἀναγγέλει εἰς τὸ ἀρχηγεῖον Βάλτου, ὅτι «τὸ ΕΑΜ ἐκήρυξε πόλεμον κατὰ ἐθνικῶν ὀργανώσεων». Ὁ ἡγέτης τῶν ἀνταρτῶν τῆς Ἠπείρου ἀναφέρει :

«Ὁμάδες αὐτοῦ (δηλ. τοῦ ΕΑΜ) διὰ δόλου συνέλαβον καὶ ἀφώπλισαν ὁμάδας Κωστοπούλου—Σαράφη. Ἡγέται κρατοῦνται. Ἄγνωστος ἡ τύχη των. Ὁ πόλεμος ΕΑΜ ἐναντίον Ἑλλήνων ἀγωνιστῶν εἶναι πλέον γεγονός. Ἡ συμμαχία του μὲ κατακτητὴν φανερά... Ἀφοπλισμὸς καὶ σύλληψις ἐγένοντο 1ην Μαρτίου καὶ 3.30′ πρωϊνὴν ὥραν, διὰ δόλου, ἀφοῦ πρὸ τριημέρου εἶχεν ὑπογραφῆ σύμφωνον συνεργασίας μεταξὺ ΕΑΜ καὶ Σαράφη — Κωστοπούλου».






ΕΛΕΥΘΕΡΑ ΟΡΕΙΝΗ ΕΛΛΑΣ
ΕΘΝΙΚΑΙ ΟΜΑΔΕΣ ΕΛΛΗΝΩΝ ΑΝΤΑΡΤΩΝ
ΓΕΝΙΚΟΝ ΑΡΧΗΓΕΙΟΝ
ΑΡΙΘΜ. ΠΡΩΤ. 9437

536
24/4/43

Γενική διαταγή

Πρός ὅλα τά Ἀρχηγεῖα τοῦ Ε.Δ.Ε.Σ. ἁπανταχοῦ τῆς ΕΛΛΗΔΟΣ


Γενικόν Ἀρχηγεῖον 10-4-43

Ὁ Ἀρχηγός

ΕΠΙΤΡΟΠΗ ΕΘΝΙΚΟΥ ΑΓΩΝΟΣ 1942

Ὁ στρατηγὸς Ζέρβας ἐξακολουθεῖ νὰ ἐλπίζῃ καὶ νὰ ἐργάζεται διὰ τὴν ἀποτροπὴν τοῦ «ἀδελφοκτόνου σπαραγμοῦ», ποὺ ἐπιδιώκουν οἱ κομμουνισταί. Διὰ τοῦτο, καὶ μετὰ τὴν διάλυσιν τῆς ὁμάδος Σαράφη—Κωστοπούλου, ἐξακολουθεῖ νὰ συνιστᾶ εἰς τοὺς ἀντάρτας του, διὰ γενικῆς διαταγῆς, «νὰ συντελέσωσι διὰ τῆς συμπεριφορᾶς καὶ τῶν ἐνεργειῶν των εἰς τὸν κατευνασμὸν τῆς δημιουργηθείσης ὀξύτητος μεταξὺ τῶν δύο ὀργανώσεων».

Οἱ κομμουνισταὶ τοῦ ΕΛΑΣ ἐπιτίθενται ἀπροκλήτως. Ὁ στρατηγὸς Ζέρβας ἀπευθύνεται προς τόν Ἑλληνικὸν Λαὸν καὶ τοὺς ἐλεύθερους ἀνθρώπους.



ΕΛΕΥΘΕΡΑ ΟΡΕΙΝΗ ΕΛΛΑΣ
ΕΘΝΙΚΑΙ ΟΜΑΔΕΣ ΕΛΛΗΝΩΝ ΑΝΤΑΡΤΩΝ Ε.Δ.Ε.Σ. — 'Εξαιρετικῶς ἐπείγουσα
ΓΕΝΙΚΟΝ ΑΡΧΗΓΕΙΟΝ
ΕΠΙΤΕΛΕΙΟΝ-ΓΡΑΦΕΙΟΝ IIIον

ΓΕΝΙΚΗ ΔΙΑΤΑΓΗ

ΑΡ. ΠΡΩΤ. 12.262


-1)Τό ΕΑΜ ἐκήρυξεν σήμερον Δικτατορίαν τοῦ Προλεταριάτου καί διεκήρυξεν ὅτι θά ἐπιβάλη ταύτην διά τῶν ὅπλων.
-2)Τό ΕΑΜ ἀπεφάσισε νά μεταβάλη τήν χώραν εἰς 'Ισπανίαν ἀδιαφορῶν διά τόν ἀλληλοσπάραγμόν καί ἐνδιαφερόμενον διά τήν ἐπιτυχίαν τῶν προδοτικῶν καί ἀντεθνικῶν σκοπῶν του.
Καταγγέλομεν τούςπροδότας αὐτούς τοῦ ΕΑΜ ὄχι μόνον πρός τόν 'Ελληνικόν Λαόν ἀλλά καίπρός ὅλους τούς ἐλευθέρους ἀνθρώπους οἱ ὁποῖοι ἀγωνίζονται τόν σκληρόν ἀγώνα διά τήν διατήρησιν τῆς ἐλευθερίας τοῦ ἀνθρώπου.
Αἱ 'Εθνικαίὁμάδες 'Ελλήνων 'Ανταρτῶν τοῦ Ε.Δ.Ε.Σ. ἐν ἀμύνη εὑρισκόμεναι θά πράξωσι τό πρός τήν Πατρίδα, τούς Συμμάχους καίτούς συνανθρώπους των χρέος
-3)Εἰς πολλάς περιοχάς τῆς Ε.Ο.Ε. ὅπου ὑπάρχουν τμήματα Ε.Δ.Ε.Σ., τμήματα ΕΛΑΣ ἐπετέθησαν αἰφνιδιαστικῶς καί δολοφονικῶς μέ τήν καθαράν πλέον πρόθεσιν νά ἀφοπλίσουν ταῦτα καί νά διαλύσουν τήν 'Εθνικήν ἡμῶν 'Οργάνωσιν.
-4)Τοιαῦται πράξεις προδοτικαί καίἀντεθνικαί ἔλαβον χώραν εἰς Θεσσαλίαν καί 'Ηπειρον (Ζαγόρι- Μέτσοβον)
-5) Κατόπιν τούτου ἐπιτακτικόν ἡμῶν καθῆκον θεωροῦντες ν'ἀμυνθῶμεν τῆς ἐλευθερίας τοῦ ἀνθρώπου ΔΙΑΤΑΣΣΟΜΕΝ τά ἑξῆς:
- "Απαντα τμήματα νά συγκεντρωθοῦν ἀμέσως ὑπό τούς 'Αρχηγούς καί 'Υπα/γούς των.-
- Η συγκέντρωσις νά γίνη εἰς χώρους τοιούτους ὥστε νά παρέχουν εἰςἑαυτά ἀφ'ἑνός ἀσφάλειαν καί ἀφ'ἑτέρου νά διευκολύν τήν ταχείαν αὐτῶν κίνησιν πρός τήν περιοχήν Τζουμέρκων ὅπου ἡ ἕδρα τοῦ Γενικοῦ 'Αρχηγείου.
-Πρόφασης ἄλλης ἐνεργείας τά τμήματα νά προβοῦν εἰς τόν πλήρη ἀφοπλισμόν τῶν ὑπαρχουσῶν εἰς τάς περιοχάς τῶν ὁμάδων τοῦ ΕΛΑΣ καί τήν σύλληψιν παντός ἀτόμου κρινομένου ὑπόπτου. Τά ἀνωτέρω νά γίνουν κατά τό δυνατόν ἀναιμάκτως.
- 'Εκ παραλλήλου νά ληφθοῦν αὐστηρά μέτρα ἀσφαλείας ἤτοι εἰς τήν περιοχήν ἑκάστου τμήματος ὅσον καί πρός Θεσσαλίανδι ὅσα τμήματα εἶναι προσανατολισμένα πρός τήν κατεύθυνσιν αὐτήν.
-Τά 'Αρχηγεῖα Βάλτου-Τζουμέρκων-Τριχωνίδος- Μακρυνείας καί Ναυπακτίας νά εἶναι ἕτοιμα πρός δρᾶσιν εἴτε ἀμυντικήν εἴτε ἐπιθετικήν ἐφ'ὅσον ἡ δρᾶσις τῶν ἐαμιτῶν ἤθελεν ἐπεκταθῆ καίς εἰς τάς περιοχάς των.
- "Απαντα τά ὡς ἄνω 'Αρχηγεῖα ὡς καί τό 'Αρχηγεῖον Ξηρομέρου καί τά λοιπά τμήματα τοῦ Ε.Δ.Ε.Σ. νά ἐκκαθαρίσουν ἀμέσως τήν περιοχήν των ἀπό τό ἀντεθνικόν ἄγος τοῦ Ε.Α.Μ.
-Τά τμήματα νά μήν ἀναμένουνἔκδοσιν νεωτέρων μας Διαταγῶν πρός λῆψιν τῶν ἐκ τῶν περιστάσεων ἐνδεικνυομένων μέτρων ἀλλά νά δρῶσιν κατ'αὐτῶν πρωτοβουλίανἐξασφαλίζοντες μόνον διαρκῆ μετά τοῦ Γενικοῦ 'Αρχηγείου ἐπικοινωνίαν καίἐπαφήν. Τοῦτο καθίσταται ἀπαραίτητον ἐπί τοσοῦτον μᾶλλον καθ'ὅσον εἶναι εἰς ὅλους γνωσταί αἱ δυσκολίαι τῶν διαβιβάσεωνώς ἐκτῶν ὁποίων ἡ Διοίκησις δέν εἶναι δυνατόν νά ἐπεμβαίνη ἀμέσως ἐγκαίρως.-

Σ.Δ. Γενικοῦ 'Αρχηγείου 10.10.43
Ο
Γενικός 'Αρχηγός
Ν.ΖΕΡΒΑΣ

ΠΑΡΑΛΗΠΤΑΙ,
- "Απαντα 'Αρχηγεῖα
- 'Υπαρχ/ον Σχουληκαριᾶς
- Σχολή 'Εφ. 'Αξ/κῶν
- Τάγμα Στρατηγείου
- 'Ανεξ/τον Τάγμα Παπαδοπούλου
- " " 'Απεραντίων.

Διά τήν ἀκρίβειαν


ΠΑΥΣΑΤΕ ΠΥΡ ΕΝΑΝΤΙΟΝ ΤΩΝ ΓΕΡΜΑΝΩΝ ...



Ἐν ὄψει τῆς ἐπιθέσεως τῶν κομμουνιστῶν κατὰ τῆς Ἐλευθέρας Ὀρεινῆς Ἑλλάδος τοῦ στρατηγοῦ Ζέρβα, ἡ VIII Μεραρχία Ἠπείρου τοῦ ΕΛΑΣ διατάσσει:

«Μέχρι νεωτέρας διαταγῆς παύσατε πᾶσαν ἐνέργειαν ἐναντίον Γερμανῶν, εἴτε εἰς τὰς ὁδούς, εἴτε εἰς τὴν ὕπαιθρον, ἔστω καὶ μεμονωμένα ἄτομα ἢ σχηματισμούς, πλὴν περιπτώσεως ἐπιθέσεως ἐκ μέρους τῶν Γερμανῶν... Τὰ ἀνωτέρω μέτρα λαμβάνονται καθ' ὅσον οἱ Γερμανοὶ ἐπρότειναν ἐπαφὴν μὲ ἐκπροσώπους ἀνταρτικῶν δυνάμεων, νὰ προτείνουν ὅρους παύσεως ἐνεργειῶν των ἐναντίον ἀμάχου πληθυσμοῦ καὶ ἀνταρτῶν, ὑπὸ τὸν ὅρον ἐλευθερίας ὁδικῶν συγκοινωνιῶν καὶ παύσεως ἐνεργειῶν ἐναντίον των...»

Ὁ ΕΛΑΣ συνεργάζεται μὲ τοὺς φασιστὰς καὶ ἐλευθερώνει τὰς χεῖρας του διὰ τὴν ἐπίθεσιν κατὰ τοῦ Ζέρβα!



ΔΙΑΤΑΞΑΤΑΤΕ ... ΤΜΗΜΑ
ΤΑ ΤΑΜ ΠΑΚΗ ΚΑ ΒΑΛΛΑΡΗ
ΕΠΑΝΕΛΘΟΥΝ ΚΑΙ ΣΥΝΕΧΙΣΟΥΝ
ΕΝΤΑΤΙΚΩΤΕΡΟΝ ΑΓΩΝΑ ΚΑΤΑ
ΕΔΕΣΙΤΩΝ ΣΥΝΔΕΟΜΕΝΑ ΚΑΙ
ΣΥΝΕΡΓΑΖΟΜΕΝΑ ΜΕ ΤΜΗΜΑΤΑ
ΚΟΖΙΑΚΑ ΚΑΙ ΠΙΣΠΙΡΗ ΜΕ
ΤΑ ΤΩΝ ΟΠΟΙΩΝ ΝΑ ΕΛΘΟΥΝ
ΕΙΣ ΕΠΑΦΗΝ ΠΑΣΗ ΘΥΣΙΑ.
ΠΡΟΣ ΚΑΤΕΥΘΥΝΣΙΝ ΓΕΡΜΑ
ΝΩΝ ΝΑ ΚΑΛΥΦΘΟΥΝ ΔΙΑ ΜΙ
ΚΡΩΝ ΤΜΗΜΑΤΩΝ. ΕΝΕΡΓΗ
ΣΑΤΕ ΣΥΜΦΩΝΩΣ ΟΔΗΓΙΑΙΣ
ΑΡΗ ΚΟΖΙΑΚΑ. ΕΝΕΡΓΕΙΑ ΤΟΥΣ
ΑΦΗΝΕΙ ΕΚΤΕΘΕΙΜΕΝΟΥΣ
ΚΟΖΙΑΚΑΝ ΚΑΙ ΠΙΣΠΙΡΗΝ.
ΑΝΑΦΕΡΑΤΕ ΕΚΤΕΛΕΣΙΝ
ΚΑΙ ΚΑΤΑΣΤΑΣΙΝ.

Γεν. Στρατηγείον 17-10-43
ὥρα 13

Σ. Σαράφης

Ὁ Στέφ. Σαράφης, τοῦ ὁποίου τὴν ὁμάδα διέλυσεν ὁ ΕΛΑΣ, κατόπιν δόλου καὶ κατὰ παραβίασιν συμφωνίας, ἐδέχθη, αἰχμάλωτος ὤν, νὰ γίνῃ « ἀρχιστράτηγος » τοῦ κομμουνιστικοῦ στρατοῦ! Καὶ ἐκδίδει τὴν 12ην Ὀκτωβρίου 1943 διαταγὴν πρὸς τὰς μονάδας τοῦ ΕΛΑΣ «νὰ ἐπανέλθουν καὶ συνεχίσουν ἐντατικώτερον ἀγῶνα κατὰ ἐδεσιτῶν... Πρὸς κατεύθυνσιν Γερμανῶν νὰ καλυφθοῦν διὰ μικρῶν τμημάτων...».

ΕΛΕΥΘΕΡΑ ΟΡΕΙΝΗ ΕΛΛΑΣ
ΕΘΝΙΚΑΙ ΟΜΑΔΕΣ ΕΛΛΗΝΩΝ ΑΝΤΑΡΤΩΝ
ΓΕΝΙΚΟΝ ΑΡΧΗΓΕΙΟΝ
ΑΡΙΘ.ΠΡΩΤ. 12.479


ΗΜΕΡΗΣΙΑ ΔΙΑΤΑΓΗ

13 'Οκτωβρίου 1943


Πρός
τούς 'Αντάρτας μας


" 'Αντάρτες,
" Τό Ε.Α.Μ. μᾶς δολοφονεῖ.-
" Πολεμῆστε μέ πίστι καί φανατισμό.-
" Πολεμῆστε γιά νά σώσουμε τή ζωή μας,τήν τιμήν τοῦ
" Ἔθνους μας τήν τιμήν τῆς Φυλῆς μας.-
" Πολεμῆστε γιά τήν 'Ελευθερία μας καί τοῦ Χριστοῦ
" τήν πίστι τήν ἁγία.-
" Πολεμῆστε γιά νά φτιάξουμε μιά 'Ελλάδα δίκαια.-
" Πολεμῆστε γιά σᾶς,γιά τά παιδιά μας,γιά τό καλό
" ὅλου τοῦ 'Ελληνικοῦ λαοῦ.-
" Στήν αὐριανή 'Ελλάδα δέν πρέπει νά ἔχουν θέσι οἱ
" δολοφόνοι,οἱ προδότες τοῦ λαοῦ.-
" Στήν αὐριανή 'Ελλάδα δέν πρέπει νά ὑπάρχουν φεῦτες
" καί ἐκμεταλλευταί τῆς ζωῆς καί τοῦ ἱδρώτα τοῦ 'Ελ-
" ληνικοῦ λαοῦ.-
" Γιά σένα καί μόνον γιά σένα,τόν πραγματικό 'Ελλη-
" νικό λαό ἡ αὐριανή 'Ελλάδα.-

'Ο 'Αντάρτης καί συμπολεμιστής σας
Ναπολέων Ζέρβας



'Ενῷ συνεχίζεται ὁ πόλεμος τοῦ ΕΛΑΣ κατὰ τῶν ἀνταρτῶν τοῦ Ζέρβα, ἡ VIII Μεραρχία τοῦ ΕΛΑΣ γνωστοποιεῖ πρὸς τὰ 24 καὶ 15 Συντάγματά της: «ἡ ἐκκαθάρισις τμημάτων τοῦ ΕΔΕΣ εἰς περιοχὴν 85 Συν/τος ἐτερματίσθη μέχρι περιοχῆς Κράψες, συλληφθέντων Λιγεράκη καὶ Κωνσταντινίδη».Καὶ ὅτι: «'Εζητήθη ἀπὸ Γερμανούς, ἐκ μέρους μας, παράτασις ἐκεχειρίας μέχρι 20ης τρέχοντος, μέχρι τῆς ὁποίας δὲν θὰ προβῆτε εἰς οὐδεμίαν ἐπιθετικὴν ἐνέργειαν κατ᾽ αὐτῶν».


Ε.Δ.Ε.Σ.
300
ώρα 2.30


Μυρσενιος 8, 9, 10, 13 Β
ΕΔΕΣ
ΕΔΕΣ
10-10
Βαιήρης
11-10

ΕΛΛΗΝΙΚΟΣ ΛΑ·Ι·ΚΟΣ
ΑΠΕΛΕΥΘΕΡΩΤΙΚΟΣ ΣΤΡΑΤΟΣ
ΓΕΝΙΚΟΝ ΑΡΧΗΓΕΙΟΝ

Πρὸς
Τὴν VIII Μεραρχίαν
Χαλίκι

Ὡς ὑπεύθυνος διαχειριζόμενος τὸ ζήτημα τῆς ἐκκαθαρίσεως τοῦ ΕΔΕΣ, ἐπὶ τῶν ὑμετέρων ἐνεργειῶν ἔχω νὰ παρατηρήσω:

α) Πολιτικῶς καὶ ἀπὸ στρατηγικῆς καὶ ταχτικῆς ἄποψης τοῦ πολέμου μας ἐναντίον τοῦ ἐσωτερικοῦ (Ζέρβας—'Αντίδραση) καὶ ἐξωτερικοῦ (Γερμανοὶ) ἐχθροῦ, ἡ ἐνέργειά σας νὰ ἀποσύρητε τὶς ἐναντίον τοῦ ΕΔΕΣ δυνάμεις γιὰ νὰ τὶς συμπτύξετε καὶ προβάλετε ἀντίσταση στοὺς πρὸς Μέτσοβον ἐνεργοῦντες Γερμανούς, εἶναι ἀπολύτως ἐσφαλμένη καὶ ἀσύμφορος.

β) Κατὰ τὴν γνώμη μου εἶναι χίλιες φορὲς προτιμότερο νὰ διανοίξουν οἱ Γερμανοὶ τὴν ὁδὸν 'Ιωαννίνων—Μετσόβου—Καλαμπάκας, παρὰ νὰ ἐξακολουθήση ὑφιστάμενος ὁ ΕΔΕΣ ἔστω καὶ μιὰ βδομάδα ἀκόμα.

γ) Γι' αὐτὸ ἐντέλλομαι ὅπως ἅμα λήψει παρούσης διατάξητε ἀμέσως τὸν Καβαλλάρη, ἀπαλασσομένου τοῦ ἐφεδρικοῦ καὶ συμπληρουμένης τῆς δυνάμεώς του διὰ δυνάμεων ἐνεργοῦ ΕΛΑΣ, ὥστε νὰ ἔχῃ 300 ἄνδρας τουλάχιστον, νὰ κινηθῇ ταχύτατα πρὸς θέσιν Πλάκα καὶ ἐκεῖθεν δράση ἐναντίον 'Εδεσιτῶν, λαμβάνων ἐπαφὴν μὲ τὰ ὑμέτερα τμήματα καὶ ὑπὸ τὰς διαταγάς μου, τοῦ λοιποῦ ἀποτελούσης τῆς δυνάμεως του μέρους τοῦ ὑπ' ἐμὲ ἀνεξαρτήτου ἐκκαθαριστικοῦ συγκροτήματος.

δ) 'Αναφέρατε διὰ τοῦ ἰδίου συνδέσμου λῆψιν παρούσης καὶ ἔναρξιν ἐκτελέσεως.

Ὥρα 2.30'

Καλαρύτες 20 - X - 43

ΑΡΗΣ ΒΕΛΟΥΧΙΩΤΗΣ

«Μεραρχίας 8, 9, 10, 13

Θετικαὶ πληροφορίαι φέρουν Ἄγγλους συνδέσμους λαβόντας διαταγὴν ἐπέμβουν σύρραξιν ἐπικαλούμενοι ἀνυπάρκτους διαταγάς. Πολιτικὴ καὶ Στρατιωτικὴ σκοπιμότης ἐπιβάλη ταχίστην ἐνέργειαν καὶ τέρμα Στόπ.

Διακοπὴ ἀγῶνος συντελεσθῇ μόνον ἐγγράφῳ διαταγῇ μας. Προσέξατε παραπλανητικὰς ἐνεργείας Ἄγγλων. 'Εκκαθαρίσατε ἐντελῶς περιοχάς σας ἀπὸ ΕΔΕΣ ἐνεργοῦ καὶ ἐφεδρικοῦ ΕΔΕΣ. (ἀποφεύγοντες πᾶσαν ἀκρότητα καὶ ἀδικίαν: 'Η φράσις ἔχει διαγραφῆ ἀπὸ τοὺς συντάκτας τῆς διαταγῆς*)*

10-10 **Ἄρης** *Ὥρα 19* *11-10*
Βασίλης

Αρ. Επ. 110 ΙΕ

ΑΝΕΚΤΕΛΕΣΙΣ ΕΠ 1085

ΔΙΑΤΑΓΗΣ ΚΑΚΑΚΑΙΩΘΗΤΟ

Σ-στος

ΦΕΡΕΤΕ ΒΑΡΕΙΑΣ ΕΥΘΥΝΑΣ

ΑΝΥΠΑΚΟΗΝ ΣΑΣ ~~ΕΦΟΣΟΝ~~ ΑΝ

~~ΚΙΝΔΥΝΟΣ ΚΟΖΑΚΑΝΗΣ~~

ΑΣΥΝΤΟΝΙΣΤΑ ΗΜΕΡΟΝ

ΠΑΡΕΤΕΙΝΕ ΕΠΙΚΙΝΔΥΝΩΣ

ΟΛΗΝ ΚΑΤΑΣΤΑΣΙΝ ...

ΑΦΗΣΑΤΕ ΑΝΕΝΟΧΛΗΤΟΥΣ ΓΕΡ

ΜΑΝΟΥΣ ΣΥΝΔΕΘΗΤΕ

ΚΑΙ ΣΥΝΕΡΓΑΣΘΗΤΕ ΠΑΣΗ

ΘΥΣΙΑ ΜΕΤΑ ΚΟΖΙΑΚΑ

ΚΑΙ ΕΝΕΡΓΗΣΑΤΕ ΤΑΧΙΣΤΑ

ΕΚΚΑΘΑΡΙΣΙΝ ΜΕ ΠΛΗΡΗ ΣΥΝΤΟΝ

ΙΣΜΟΝ ... ΠΑΣΑ ΒΡΑΔΥΤΗΣ

ΕΓΚΛΗΜΑ [illegible] ΣΤΟΥΣ ΚΙΝΔΥΝΟΥΣ

ΑΝΑΦΕΡΑΤΕ ΛΗΨΙΝ ΚΑΙ ΕΚΤΕ

ΛΕΣΙΝ Γ. Στρατηγ...

20-10-43

ώρα 9.20

↑ *Τὸ Γενικὸν Στρατηγεῖον τοῦ ΕΛΑΣ δίδει διαταγὴν εἰς τὰ τμήματά του: «Ἀφήσατε ἀνενοχλήτους Γερμανούς»*

12

III
15-11

Ε.Λ.Α.Σ.

ΓΕΝΙΚΟ ΣΤΡΑΤΗΓΕΙΟ
ΚΛΙΜΑΚΙΟ ΗΠΕΙΡΟΥ
Ἀριθ. 35.-(35)

~~ΕΠΕΙΓΟΥΣΑ~~

Στρατηγόν ΝΑΣΗΝ
Στρατιωτικόν Ἀρχηγόν VIII Μεραρχίας
ΜΕΛΙΣΟΥΡΓΟΥΣ

Ἐπειδή δέν εἴμεθα βέβαιοι ἄν κατωρθώσατε μέχρι σήμερον νά ἔλθετε εἰς ἐπαφήν μέ τά ὑπόλοιπα τμήματα τῆς Μεραρχίας σας (15,24,85 Συντάγματα) εἰς τόν ἐκπρόσωπον Ε.Α.Μ. παρά τη Μεραρχία σας συναγ. ΚΑΤΣΑΝΤΩΝΗΝ ἀπεστείλαμεν τήν συνημμένην ὑπ'ἀριθ. 34 διαταγήν μας.-


Λαμβάνοντες γνῶσιν τῆς ἀνωτέρω διαταγῆς καί ὑμεῖς παρακαλοῦμεν ὅπως καί δι'οἱασδήποτε ἄλλης ὁδοῦ ἠθέλατε κρίνει δυνατῆς προσπαθήσητε νά ἔλθετε εἰς ἐπαφήν μέ τά Συντάγματά σας καί διατάξητε, κοινοποιοῦντες καί τήν παροῦσαν μας αὐτοῖς, ὅπως ἀποστείλουν τό ταχύτερον τάς ζητουμένας δυνάμεις.-

Δέον νά ἔχετε ὑπ'ὄψιν σας ὅτι τάς τεθησομένας ὑπό τάς διαταγάς σας ἐν λόγω δυνάμεις θέλετε χρησιμοποιήσει ἀποκλειστικῶς καί μόνον εἰς τόν ἀγῶνα ἐναντίον τοῦ ΕΔΕΣ μέ βάσιν νεωτέρων ὁδηγιῶν μας.-

Σ.Δ. 10.11.43

Κοινοποίησις
Συναγ. ΚΑΤΣΑΝΤΩΝΗΝ
Ἀπόσπασμα ΑΡΕΘΑ
42ον Σύνταγμα
Γεν. Στρατηγεῖον

← *Καὶ ὑπενθυμίζει αἱ δυνάμεις τῆς VIII Μεραρχίας τοῦ ΕΛΑΣ «θὰ χρησιμοποιηθοῦν ἀποκλειστικῶς καὶ μόνον εἰς τὸν ἀγῶνα κατὰ τοῦ ΕΔΕΣ»*



2000
3/ΧΙ/43

Ε.Λ.Α.Σ.
ΓΕΝΙΚΟ ΣΤΡΑΤΗΓΕΙΟ
ΚΛΙΜΑΚΙΟ ΗΠΕΙΡΟΥ-ΔΥΤ.ΣΤΕΡΕΑΣ

Πρός
Τόν σ. ΤΖΙΟΤΖΙΑ, μέλος του Ἐπιτελείου τοῦ Ἀλβανικοῦ Λαϊκοῦ Ἀπελευθερωτικοῦ Στρατοῦ (Ἀντιπρόσωπον Α.Λ.Α.Σ. στήν Πανθεσσαλική Συνδιάσκεψη Ἀνταρτῶν, πού συνῆλθε στήν ΚΑΣΤΑΝΙΑ).-

ΟΠΟΥ

Ἀγαπητέ Σύντροφε,
Πρῶτα σοῦ στέλνω τούς θερμότερους ἐπαναστατικούς χαιρετισμούς καί τά συγχαρητήριά μου διά τήν ἐξέλιξη καί δράση τοῦ ἀδελφικοῦ μας Λαϊκου Στρατου σας.-

Ὕστερα πληροφορῶ τά ἑξῆς: α/ Βρισκόμαστε σέ πόλεμο σκληρό πρός τόν Ε.Α.Ε.Σ. (του προδότη Ν.Ζέρβα), ὅπως πρό καιρου οἱ σύντροφοί μας Σέρβοι πρός τόν προδότη Μιχάηλοβιτς. Αὐτοί μας ἐπετέθηκαν πρωτοι καί σέ συνεργασία στενή μέ τούς Γερμανούς καί μέ τήν ἀπόλυτη βοήθεια σέ πληροφορίες, πολεμικό ὑλικό καί χρήματα τῶν Ἄγγλων.

β/ Ἡ προσπάθειά μας ἐναντίον ὅλων ἐξελίσσεται εὐνοϊκά. Ἀντιμετωπίσαμε τούς Γερμανούς χωρίς πολλές ζημιές.
.Διαλύσαμε σχεδόν τόν Ζέρβα, πού τώρα ἔχει τραβηχτει, συνεργαζόμενος ἀνοιχτά μέ τούς Γερμανούς, στήν περιοχή Λάκκα-Σουλίου, μέ τίς ὑπόλοιπες ἐλάχιστες δυνάμεις του.-

γ/ Τό τμημα μας τῆς περιοχῆς Γκρυμπάλα-Καλαμᾶ (15ο Σύνταγμα VIII Μεραρχίας) ἀντιμετωπίζει τώρα ὅλο τό βάρος τῶν ὑπολειμάτων του Ζέρβα. Ἡμεις δέν μπορουμε νά συνεχίσουμε τήν προσπάθειά μας ἄν δέν βεβαιωθουμε γιά τίς τελικές προθέσεις καί σκοπούς των Γερμανῶν ΙΩΑΝΝΙΝΩΝ-ΑΡΤΗΣ. Θέλουμε λοιπόν ἀπό σας νά μας βοηθήσετε στά ἑξῆς: α) νά ἔχετε στενή σύνδεση μέ τά τμήματά μας καί νά τούς διευκολύνετε ὅσο μπορεῖτε σέ περίπτωση συμπτύξεώς τους λόγω πιέσεως πρός τάς γραμμάς σας ὅπως ἔχουν διαταχθει.- β) Νά τούς ἐνισχύσητε ὅσο σᾶς εἶνε δυνατό σέ πυρομαχικά καί τρόφιμα, χρεώνοντας μας, γιατί ἐπί του παρόντος εἶνε [illegible] ἀδύνατο ἀπό τεχνικούς λόγους νά τούς ἐνισχύσουμε ἐμεῖς ἀπ' ἐδῶ. Μέ τόν ἴδιο σύνδεσμο σέ παρακαλῶ νά μου στείλεις μιά πού ἐσύ τώρα προσωπικά στήν Ἤπειρο, ὅσες μπορεις περισσότερες πληροφορίες γιά τό κίνημά σας καί τίς κινήσεις των Γερμανων στήν περιοχή σας.-

[illegible] Δ. 26.XI.1943
Μέ συντροφική ἀγάπη
[signature]
ΑΡΗΣ ΒΕΛΟΥΧΙΩΤΗΣ

Κοινοποίησις
VIII Μεραρχία.-
15ον Σύνταγμα.-

Ὁ Ἄρης Βελουχιώτης ἐπικαλεῖται, ἐκ μέρους τοῦ Γενικοῦ Στρατηγείου τοῦ ΕΛΑΣ, τὴν ἐνίσχυσιν τοῦ «Ἀλβανικοῦ Λαϊκοῦ Ἀπελευθερωτικοῦ Στρατοῦ», διὰ τὴν ἐξουδετέρωσιν τῶν δυνάμεων τοῦ Ζέρβα. Ἡ συνεργασία Ἀλβανῶν καὶ Κ.Κ.Ε., ὑπῆρξε θανάσιμον πλῆγμα διὰ τοὺς Βορειοηπειρώτας καὶ τὸ βορειοηπειρωτικὸν ζήτημα. Χωρὶς τὴν προδοτικὴν πολιτικὴν τοῦ ΕΛΑΣ καὶ τοῦ Κ.Κ.Ε., αἱ ἐθνικαὶ ἀνταρτικαὶ ὁμάδες τοῦ Ζέρβα θὰ ἐχάριζαν εἰς τὴν Βόρειον Ἤπειρον τὴν ἐλευθερίαν...

Ο ΨΑΡΡΟΣ ΕΞΕΤΕΛΕΣΘΗ

ΚΑΤΑ ΔΙΑΤΑΓΗΝ ΤΟΥ ΣΙΑΝΤΟΥ

Εἰς τὸ κυκλοφοροῦν αὔριον φύλλον τῆς ἑβδομαδιαίας ἐφημερίδος «Ἡ Ἑλλάς» δημοσιεύεται, μεταξὺ ἄλλης ἐνδιαφερούσης ὕλης, καὶ τὸ κείμενον τῆς διαταγῆς τῆς ἐξοντώσεως τοῦ Συνταγματάρχου Ψαρροῦ ὑπογεγραμμένον ἀπὸ τὸν Γεώργιον Σιάντον.

«Ἡ ἐξόντωσις τοῦ Συνταγματάρχου Ψαρροῦ—γράφει ἡ «Ἑλλάς»—εἶναι ἕνα ἀπὸ τὰ κύρια ἔργα τοῦ Λαϊκοῦ Ἀπελευθερωτικοῦ Στρατοῦ. Ἡ διαταγὴ τοῦ στυγεροῦ ἐγκλήματος φέρει τὴν ὑπογραφὴν τοῦ Γ. Σιάντου (Γέρου) καὶ ἀποδεικνύει κατὰ τρόπον ἀναμφισβήτητον τὴν προμελέτην καὶ τὴν προπαρασκευὴν τῆς πράξεως.

Ἰδοὺ τὸ ἱστορικὸν ἔγγραφον:

14.4.44

ΕΠΕΙΓΟΝ

Ἀγαπητὲ Κώστα

Γιὰ τὸν Ψαρρό, τὰ εἴπαμε πολλὲς φορὲς καὶ δὲν ξέρω γιατί ζητᾶτε νὰ σᾶς δώσουμε διαταγὴ διαλύσεως... Ἂν δὲν δεχθῆ τοὺς ὅρους μας... τότε εἴμαστε ὑποχρεωμένοι ΝΑ ΞΕΚΑΘΑΡΙΣΟΥΜΕ ΤΗΝ ΚΑΤΑΣΤΑΣΗ ΔΥΝΑΜΙΚΑ ΚΑΙ ΚΕΡΑΥΝΟΒΟΛΑ ΧΩΡΙΣ ΧΡΟΝΟΤΡΙΒΕΣ. Σ' αὐτὸ τὸ σημεῖο ἐφιστῶ ἰδιαίτερα τὴν προσοχή σας γιὰ νὰ πάρετε τὰ ἀναγκαῖα στρατιωτικὰ μέτρα γιὰ τὴν περίπτωση αὐτὴ καὶ νὰ διατάξετε δηλ. νὰ λύσετε τὰ χέρια τοῦ Ρίζου νὰ ξεκαθαρίση τὴν κατάσταση μόλις ὁ Ψαρρὸς ἀπορρίψει τοὺς ὅρους μας ἢ ἕνα ἐξ αὐτῶν... ΕΠΙΣΗΣ ΝΑ ΣΤΑΛΗ ΚΑΙ ΑΥΤΟ ΠΟΥ ΣΑΣ ΣΤΕΛΝΟΥΜΕ ΓΙΑ ΤΟΝ ΤΙΤΟ

Γέρος

Η ΔΙΑΤΑΓΗ ΕΚΤΕΛΕΙΤΑΙ

Μετ' ὀλίγας ἡμέρας ἡ διαταγὴ τοῦ «ξεκαθαρίσματος» ἔχει ἐκτελεσθῆ. Παραθέτομεν τὴν σχετικὴν ἀναφοράν:

«28)4)44

Ἀπ. 348)1340

Δεσποτόπουλον

Πέμπτη Ταξιαρχία ἀνέφερε στὴν Νύκτα 16ης πρὸς 17ην διὰ αἰφνιδιαστικῆς ἐπιθέσεως διελύθη 5)42 ΕΚΚΑ καὶ ἐξεκαθαρίσθη περιοχή.

Χ. Β. Παπαστρατιάδης»

30-9-45

Διαφημιστικὸν δημοσίευμα τῆς ἐφημερίδος «Ἑλλάς», ὀργάνου τοῦ κ. Γ. Παπανδρέου, κατεχωρημένον εἰς τὰς ἐφημερίδας τῆς 1ης Ὀκτωβρίου 1945.—Ὁ Κώστας, πρὸς τὸν ὁποῖον ἀπευθύνεται ὁ Σιάντος διὰ τὴν δολοφονίαν τοῦ Ψαρροῦ, εἶναι ὁ βουλευτὴς τῆς ΕΔΑ Κ. Δεσποτόπουλος.

Ο Κ. ΠΥΡΟΜΑΓΛΟΥ ΠΕΡΙΓΡΑΦΕΙ ΤΗΝ ΔΟΛΟΦΟΝΙΑΝ ΤΟΥ ΨΑΡΡΟΥ

στοῦ, ὑπὸ τὸν δυναμικὸν Ἄρην Βελουχιώτην. Θὰ ὀργανώσῃ πλήρως τὸ ὀργανωσιακόν δίκτυόν του, εἰς τρόπον ὥστε νὰ εἶναι εἰς θέσιν νὰ ἀντιμετωπίσῃ καὶ κατακτητὴν καὶ ἄλλας τυχὸν ἐμφανισθησομένας ὀργανώσεις. Τὰ γεγονότα ἄλλωστε τὸ ἀποδεικνύουν. Ἡ ὑποχρεωτική αὐτοδιάλυσις τῆς ΕΚΚΑ (Μάϊος 1943) ἐπιτρέπει εἰς τὸν ΕΛΑΣ νὰ στραφῇ ἐναντίον τῶν ἐθνικῶν ὁμάδων τοῦ ΕΔΕΣ αἱ ὁποῖαι ἀναπτύσσονται εἰς τὴν δυτικὴν Στερεὰν Ἑλλάδα καὶ νὰ τὰς διαλύσῃ. Τὸν Ἰούνιον 1943 θὰ δώσῃ νέον κτύπημα ἐναντίον τῆς ΕΚΚΑ, ἡ ὁποία μολονότι δὲν θὰ καμφθῇ ἀπὸ τὴν ἀπειλὴν τῶν ὅπλων, θὰ αὐτοδιαλυθῇ καὶ πάλιν διὰ νὰ ἀποφύγῃ τὸν ἐμφύλιον πόλεμον. Τὸν Ὀκτώβριον τοῦ 1943, ὁ ΕΛΑΣ θὰ διαλύσῃ τὰς ὁμάδας τοῦ ΕΔΕΣ εἰς ὅλην τὴν Στερεὰν Ἑλλάδα καὶ τὴν δυτικὴν Θεσσαλίαν διὰ νὰ στραφῇ ἐναντίον τῆς Ἠπείρου. Θὰ προσπαθήσῃ νὰ παρασύρῃ τὴν ΕΚΚΑ εἰς τὴν ἐμφύλιον αὐτὴν σύγκρουσιν, ἀλλὰ δὲν θὰ τὸ κατορθώσῃ. Θὰ καταβάλῃ προσπαθείας νὰ περιλάβῃ τὰ τμήματά της εἰς τοὺς κόλπους του. Θὰ ζητήσῃ τὴν συμμετοχὴν τῆς ΕΚΚΑ εἰς τὴν ΠΕΕΑ. Καὶ ὅταν καὶ εἰς τοῦτο ἀποτύχῃ, τότε θὰ ἀποφασίσῃ τὴν διάλυσίν της.

Ἡ ἐξοντωτικὴ διάλυσις ἐνεργεῖται περὶ τὰ μέσα Ἀπριλίου 1944. Πρὸ τοῦ ὄγκου τῶν δυνάμεων τοῦ ΕΛΑΣ, τὸ 5/42 σύνταγμα τῆς ΕΚΚΑ ὑπέκυψεν. Μέρος τῶν ἀξιωματικῶν καὶ τῶν ἀνδρῶν διεπεραιώθησαν εἰς τὴν Πελοπόννησον καὶ ἕνα μικρότερον μέρος κατέφυγεν εἰς τὰ Τάγματα ἀσφαλείας Πατρῶν. Ἄλλοι διελύθησαν. Ὁ συν)χης Ψαρρὸς μὲ 150 ἄνδρας ἐπροτίμησε τὸν δρόμον τῆς τιμῆς. Ἀποφεύγων τὴν ταπεινωτικὴν παράδοσίν του εἰς τοὺς γερμανούς, ἐστράφη πρὸς τὰ τμήματα τοῦ ΕΛΑΣ, εἰς τὰ ὁποῖα καὶ παρεδόθη. Ἡ προσπάθειά του ἀπέβλεψε εἰς τὴν διάσωσιν τῆς ζωῆς τῶν ἀνδρῶν του. Τὴν 17ην Ἀπριλίου εἰς τὰ

193

Κλήματα Ἀμφίσσης ὁ συν)χης Ψαρρὸς καὶ οἱ συνοδεύοντες αὐτὸν ἄνδρες εὗρον τραγικὸν θάνατον, ἐκτελεσθέντες ὑπὸ τοῦ ΕΛΑΣ. Αἱ συνέπειαι τῆς ἐγκληματικῆς αὐτῆς πράξεως, ὑπῆρξαν μεγάλαι διὰ τὸ ΕΑΜ, τὸ ὁποῖον μέχρι σήμερον δὲν ἐπεχείρησε κἂν νὰ τὴν δικαιολογήσῃ. Τὴν ἐξεμεταλλεύθησαν ὅμως ἐναντίον τοῦ ΕΑΜ, οἱ παράγοντες ἐκεῖνοι, οἱ ὁποῖοι κατὰ τὴν διάρκειαν τῆς δράσεως τοῦ Ψαρροῦ ἀπηξίωσαν νὰ τὸν ἐνισχύσουν εἰς τὴν ἐθνικὴν του προσπάθειαν. Οὕτω ἐξέλιπεν ἡ εὐγενεστέρα καὶ ἡρωϊκωτέρα φυσιογνωμία τοῦ ἀγῶνος Ἐθνικῆς Ἀντιστάσεως εἰς τὴν Ἑλλάδα. Ἡ γαλήνιος ἔκφρασίς του καὶ ἡ ἠθική του ἀκεραιότης, ὁσάκις τὸν συνήντων εἰς τὰ διάφορα συνέδρια τοῦ Βουνοῦ, μοῦ ἔφεραν εἰς τὴν μνήμην μου τὴν μορφὴν μεσαιωνικῶν ἡρώων.

ΑΙ ΕΘΝΙΚΑΙ ΚΑΙ ΠΟΛΙΤΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ΤΗΣ ΕΚΚΑ

Οὐδεὶς δύναται νὰ ἀμφισβητήσῃ ὅτι ἡ ΕΚΚΑ, παρ' ὅλας τὰς δυσμενεῖς συνθήκας τὰς ὁποίας κατὰ τὴν διάρκειαν τῆς δράσεώς της συνήντησε, προσέφερεν θετικὰς ὑπηρεσίας καὶ εἰς τὸν ἔνοπλον ἀγῶνα Ἀντιστάσεως καὶ εἰς τὴν πολιτικὴν ἐξέλιξιν τῆς χώρας. Μέχρι καὶ τῆς συσκέψεως Μυροφύλλου - Πλάκας, ἡ ΕΚΚΑ ὑπῆρξε πάντοτε τὸ στοιχεῖον ἰσορροπίας μεταξὺ τῶν ὀργανώσεων ΕΑΜ καὶ ΕΔΕΣ. Εἰς τὰς κομματικὰς ἐπιδιώξεις τοῦ ΕΑΜ ὑπῆρξε πάντοτε ἕνας θετικὸς ἀντιπερισπασμός.

Αἱ σελίδες 192 καὶ 193 τοῦ βιβλίου τοῦ Κομνηνοῦ Πυρομάγλου : «Ἡ Ἐθνικὴ Ἀντίστασις»

246

ἐπ' αὐτοῦ θὰ ἀποτελέση διὰ τὸν ΕΔΕΣ τὸ καίριον πλῆγμα ὅπερ θὰ ἔφερε τὴν πλήρη του διάλυσιν. Ἐὰν ἐν τούτοις εἶναι ὁ σκοπὸς τοῦ ΕΑΜ - ΕΛΑΣ οὗτος ἡ πλήρης δηλαδὴ διάλυσίς μας, διαμαρτυρόμενοι ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διὰ τὴν ἄδικον κρίσιν του, θὰ ἀποχωρήσωμεν μετὰ ὀδύνης ψυχικῆς καὶ πόνου τῶν περαιτέρω προσπαθειῶν πρὸς ἐπιτέλεσιν τοῦ σκοποῦ διὰ τὸν ὁποῖον συνήλθομεν τουτέστιν τοῦ σκοποῦ τῆς ἑνώσεως τοῦ συνόλου τῶν ἐθνικῶν δυνάμεων. Ἐλπίζομεν ὅτι πιθανῶς ἡ νὺξ αὕτη θὰ συντελέση νὰ κρατήσουν παρὰ τῇ ἀντιπροσωπεία τοῦ ΕΑΜ - ΕΛΑΣ δικαιότεραι καὶ συντελεστικώτεραι διὰ τὸν σκοπόν μας σκέψεις.

ΚΟΜΝΗΝΟΣ: Καὶ ἡ ΕΚΚΑ καὶ τὸ ΕΑΜ - ΕΛΑΣ ἐν σχέσει μὲ τὴν σμίξιν τῶν μονάδων ὑπεγράμισαν ὅτι τὸ ζήτημα τῆς Ἠπείρου ἀφ' ἑνὸς διὰ τὴν ΕΚΚΑ εἶναι ζήτημα πρακτικῆς ἀντιμετωπίσεως τῆς καταστάσεως, διὰ δὲ τὸ ΕΑΜ-ΕΛΑΣ ζήτημα ἐγγυήσεων διότι αὐτὴ ὑπῆρξεν τὸ κύριον πεδίον ἐμφυλίου πολέμου. Ἐὰν δὲ καὶ εἰς τὰς δύο ὀργανώσεις ΕΚΚΑ καὶ ΕΑΜ - ΕΛΑΣ ἐπικρατεῖ ἡ ἀντίληψις ὅτι μόνον ἡ Ἤπειρος ἦτο τὸ πεδίον ἐμφυλίου σπαραγμοῦ καὶ συνεπῶς εἴτε οἱ ὀργανώσεις εἴτε ὁ ἑλληνικὸς λαὸς τῆς ὑπολοίπου Ἑλλάδος δὲν θὰ ἔδει νὰ λάβουν μέρος ἢ θέσιν ἐπὶ τῶν ζητημάτων μίξεως τῶν μονάδων, τοῦτο νομίζομεν ἠθελημένως ἢ ἀθελήτως εἶναι κάπως μεροληπτικὸν καὶ ἀποσκοπεῖ εἰς τὸ νὰ ἀποδώση τὰς εὐθύνας μιᾶς ἀσυμφωνίας εἰς τὴν ὀργάνωσιν τοῦ ΕΔΕΣ. Ἐὰν θέλομεν νὰ εἴμεθα ἀκριβεῖς, δίκαιοι, ἀντικειμενικοί, ἀμερόληπτοι καὶ πρὸ παντὸς εἰλικρινεῖς πρὸς τὸν ἐθνικὸν ἀγῶνα τὸν ὁποῖον ἐτάξαμε δηλαδὴ τὴν ἀπελευθέρωσιν καὶ τὴν ἐξασφάλισιν τῶν λαϊκῶν ἐλευθεριῶν, θὰ πρέπει νὰ παραδεχθοῦμε τοῦτο, ὅτι ὁ ἐμφύλιος πόλεμος δὲν ἤρχισεν ἀπὸ τὸν Ὀκτώβριον τοῦ 1943, ἀλλὰ ἀπὸ τοῦ παρελθόντος Μαρτίου. Ἡ τελευταία μορφὴ ἦτο ἀπὸ τὸν παρελθόντα Ὀκτώβριον εἰς Ἤπειρον. Τὸν παρελθόντα Μάρτιον ἀφοπλίζοντο ἀπὸ τὸ ΕΑΜ - ΕΛΑΣ οἱ ὁμάδες Σαράφη - Κωστοπούλου. Τὸν Μάϊον ἀφοπλίζονται οἱ ὁμάδες Ψαρροῦ. Τὸν Ἰούνιον νέα αἱματηρὰ σύγκρουσις μὲ τὸν Ψαρρόν. Τὸν αὐτὸν μῆνα σύγκρουσις καὶ ἀφοπλισμὸς τῶν ὁμάδων Παπαϊωάννου εἰς Τριχωνίδα. Καθ' ὅλον τὸν Μάϊον - Ἰούνιον - Ἰούλιον αἱματηραὶ συγκρούσεις εἰς Μακεδονίαν. Τὸν Αὔγουστον αἱ συγκρούσεις γενικεύονται εἰς Πελοπόννησον. Τὸν Σεπτέμβριον ἀπειλεῖται νέα καὶ πάλιν σύγκρουσις μὲ τὴν ΕΚΚΑ καὶ τὸν Ὀκτώβριον ἀφοῦ ὅλαι αἱ ἄλλαι ἐθνικαὶ ὁμάδες ἔχουν ἐξουδετερωθῆ ἢ διαλυθῆ ἢ ὑποχρεωτικῶς προσχωρήση ἢ ὑποκύψη, εἰς τὸ ΕΑΜ - ΕΛΑΣ, ἔρχεται καὶ ἡ σειρὰ τῆς Ἠπείρου. Πρὸς ὅλας αὐτὰς τὰς κατευθύνσεις τὴν ἐπιθετικὴν ἐνέργειαν καὶ πρωτοβουλίαν ἐναντίον τῶν ἄλλων ὁμάδων ἔχει τὸ ΕΑΜ - ΕΛΑΣ. Τὸν Ὀκτώβριον κατὰ ἕνα τρόπον ἐζητήθη καὶ ἀπὸ τὸν ΕΔΕΣ νὰ ὑποκύψη σὲ μερικὰ ζητήματα. Τὰ ζητήματα ἦσαν ἀξιώσεις θίγουσαι κατὰ τὴν ἀντίληψιν τοῦ ΕΔΕΣ καὶ τὸν Ἐθνικὸν ἀγῶνα καὶ τὸ δικαίωμα τοῦ ἀνθρώπου νὰ ἀγωνισθῆ ὑπὲρ τῶν ἐλευθεριῶν του. Καὶ ὁ ΕΔΕΣ δὲν ἐδέχθη νὰ ὑποκύψη. Κατὰ ποίαν συνεπῶς λογικήν, δὲν λέγω διὰ τὸ ΕΑΜ - ΕΛΑΣ τὸ ὁποῖον ἐνδεχομένως ἐπιδιώκει ὡρισμένους σκοποὺς πρὸς τοὺς ὁποίους πιστεύει, ἀλλὰ ἡ ΕΚΚΑ θέλει νὰ χαρακτηρίζη καὶ νὰ πιστεύη ὅτι μόνον εἰς τὴν Ἤπειρον διεξήχθη ὁ ἐμφύλιος πόλεμος. Καὶ διατὶ δὲν θὰ ἔπρεπε ἀπὸ τὴν σειρὰν ὁλοκλήρου ἔτους ἐπιθετικῶν ἐνεργειῶν τοῦ ΕΑΜ - ΕΛΑΣ, νὰ μὴν

Φωτοτυπία τῆς σελίδος 246 τοῦ βιβλίου τοῦ Κ. Πυρομάγλου: «Ἡ Ἐθνικὴ Ἀντίστασις» (Ἀφήγησις τοῦ Κομνηνοῦ Πυρομάγλου εἰς τὴν σύσκεψιν Μυροφύλλου-Πλάκας, τὴν 28ην Φεβρουαρίου 1944).

'Ο στρατιωτικὸς ἀρχηγὸς τῆς ΕΚΚΑ συνταγματάρχης Ψαρρός, ὁ ὁποῖος ἐδολοφονήθη ἀπὸ τὸν ΕΛΑΣ, τὴν 17ην 'Απριλίου 1944. 'Ολίγους μῆνας προηγουμένως, ὁ ἡγέτης τοῦ Κ.Κ.Ε. Γ. Σιάντος εἶχε προτείνει εἰς τὸν Ψαρρὸν νὰ ἀναλάβη ἀρχιστράτηγος τοῦ ΕΛΑΣ...





'Ο Κίτσος Μαλτέζος-Μακρυγιάννης. 'Εδολοφονήθη τὸν Φεβρουάριον τοῦ 1944 εἰς τὰς 'Αθήνας, παρὰ τῷ Ζάππειον, ἀπὸ τὴν ΟΠΛΑ, ὀργάνωσιν ἐκτελέσεως δολοφονιῶν τοῦ Κ.Κ.Ε. 'Ο Μαλτέζος ἦτο ἀρχηγὸς τῶν ἐθνικῶν κινήσεων ἀντιστάσεως εἰς τὰς 'Ανωτάτας Σχολάς.

Η ΕΞΟΝΤΩΣΙΣ ΤΩΝ ΑΝΤΑΡΤΙΚΩΝ ΟΜΑΔΩΝ ΠΕΛΟΠΟΝΝΗΣΟΥ

Εἰς τὴν Πελοπόννησον κατεβλήθησαν πολλαὶ ἐπιτυχεῖς προσπάθειαι διὰ τὴν ὀργάνωσιν ἀνταρτικῶν ὁμάδων τοῦ κινήματος τῆς ἐθνικῆς ἀντιστάσεως. Καὶ ἐπὶ κεφαλῆς τῶν Πελοποννησίων ἀγωνιστῶν ἐτέθησαν μόνιμοι καὶ ἔφεδροι ἀξιωματικοὶ τοῦ ἑλληνικοῦ στρατοῦ, οἱ ὁποῖοι προηγουμένως εἶχαν διακριθῇ εἰς τὸ μέτωπον τῆς Βορείου 'Ηπείρου. Τὸ Κ.Κ.Ε. ἐνήργησε σατανικῶς καὶ ἐγκληματικῶς διὰ νὰ παρεμποδίσῃ τὴν ἀνάπτυξιν τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων τῆς Πελοποννήσου, ὥστε κατὰ τὴν ὥραν τῆς ἀπελευθερώσεως νὰ μὴ ὑπάρξῃ οὐδὲν ἐμπόδιον διὰ τὴν κύκλωσιν καὶ τὴν κατάληψιν τῶν 'Αθηνῶν ἀπὸ τὸν ΕΛΑΣ. Τοιουτοτρόπως, τὸ Κ.Κ.Ε. προκειμένου νὰ ἱκανοποιήσῃ τὰ μελλοντικά του σχέδια, τὰ ὁποῖα συνεκάλυπτεν ὑπὸ τὸ προσωπεῖον τῆς ἐθνικῆς ἀντιστάσεως, διέλυσε τὰς ἐθνικὰς ἀνταρτικὰς ὁμάδας τῆς Πελοποννήσου, ἄφησεν ἀνενοχλήτους τοὺς κατακτητὰς (ἐκτὸς τῶν περιπτώσεων σκοπίμων προκλήσεων, διὰ νὰ ἐπέρχωνται ἐπωφελῆ εἰς τὸν ΕΛΑΣ ἀντίποινα κατὰ τῶν ἀμάχων) καὶ ἐγκατέστησε τὴν τυραννίαν του εἰς τὸν ἡρωϊκὸν Μωριᾶ. 'Εντὸς τοῦ 1943, ὁ ΕΛΑΣ ἐνήργησεν τὰς ἀκολούθους ἐξοντωτικὰς ἐπιθέσεις κατὰ τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων τῆς Πελοποννήσου:

1.—*'Ιούλιος 1943: ἀφοπλισμὸς ὑπὸ τοῦ ΕΛΑΣ τῆς ἀνταρτικῆς ὁμάδος τοῦ καθηγητοῦ τῶν μαθηματικῶν καὶ ἐφέδρου ἀνθυπολοχαγοῦ Καφήρη, εἰς τοὺς πρόποδας τοῦ ὄρους Μίνθη.*

2.—*6 Αὐγούστου 1943: ἐπίθεσις τοῦ ΕΛΑΣ εἰς Γαρδίτσαν Τριφυλλίας κατὰ τῆς ὁμάδος τοῦ ταγματάρχου Κοκώνη.*

3.—*6 Αὐγούστου 1943: ἐπίθεσις τοῦ ΕΛΑΣ εἰς τὴν χαράδραν Νιβίτσας κατὰ τῆς ὁμάδος τοῦ λοχαγοῦ Θεοχαροπούλου. 'Ο λοχαγὸς Θεοχαρόπουλος συνελήφθη τραυματισμένος καὶ ἐξετελέσθη.*

4.—*13 Αὐγούστου 1943: ἐπίθεσις τοῦ ΕΛΑΣ κατὰ τμήματος τοῦ ἰλάρχου Τ. Βρεττάκου εἰς Βασιλικὴν Ταϋγέτου.*

5.—*16 Σεπτεμβρίου 1943: ἐπίθεσις τοῦ ΕΛΑΣ κατὰ τμήματος τοῦ ὑπολοχαγοῦ Χρ. Δροσοπούλου εἰς Καστρίτσιον.*


6.—*23 'Οκτωβρίου 1943: ἐπίθεσις τοῦ ΕΛΑΣ κατὰ τῶν ἀνταρτικῶν ὁμάδων τοῦ ταγματάρχου Καραχάλιου εἰς Πετρίναν Μεγαλουπόλεως.*


7.—*27 'Οκτωβρίου 1943: ἐπίθεσις τοῦ ΕΛΑΣ κατὰ τῶν ἀνταρτικῶν ὁμάδων Βρεττάκου εἰς περιοχὴν Παληοχώρας—Καλαμάτας.*

8.—*10 Νοεμβρίου 1943: ἐπίθεσις τοῦ ΕΛΑΣ κατὰ ὁμάδων εἰς Μολάους.*

Τὰ περισσότερα στελέχη τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων, αἱ ὁποῖαι διελύθησαν ὑπὸ τοῦ ΕΛΑΣ, συνελλήφθησαν καὶ ἐξετελέσθησαν, ὅπως:

'Ο ταγματάρχης ΚΑΡΑΧΑΛΙΟΣ
'Ο λοχαγὸς ΘΕΟΧΑΡΟΠΟΥΛΟΣ
'Ο λοχαγὸς ΣΑΚΕΛΛΑΡΙΑΔΗΣ
'Ο ἴλαρχος ΒΡΕΤΤΑΚΟΣ
'Ο ὑπολοχαγὸς ΔΡΟΣΟΠΟΥΛΟΣ





Μετὰ τὴν ἐξόντωσιν τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων Πελοποννήσου, τὸ ΕΑΜ ὑπογράφει ΣΥΝΕΝΝΟΗΣΙΝ μὲ τὴν Γερμανικὴν S.D. Σπάρτης. Ἀνωτέρω τὸ ἑλληνικὸν καὶ τὸ γερμανικὸν κείμενον τῆς ΣΥΝΕΝΝΟΗΣΕΩΣ. Διὰ τὸ ΕΑΜ-ΕΛΛΑΣ ὑπογράφει ὁ Πολ. Πολυχρονιάδης, τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε.

Ο ΠΥΡΟΜΑΓΛΟΥ ΑΠΟΚΑΛΥΠΤΕΙ ΤΟΝ ΕΛΑΣ

Ὁ ΕΛΑΣ ἐπετέθη ἀπροκλήτως κατὰ τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων τοῦ στρατηγοῦ Ζέρβα, κατ' ἐπανάληψιν. Αἱ κυριώτεραι ὅμως κομμουνιστικαὶ ἐπιθέσεις ἐξεδηλώθησαν κατὰ τὰς ἀκολούθους περιόδους :

ΟΚΤΩΒΡΙΟΣ 1943 — ΦΕΒΡΟΥΑΡΙΟΣ 1944

ΙΟΥΛΙΟΣ 1944

ΟΚΤΩΒΡΙΟΣ 1944

ΔΕΚΕΜΒΡΙΟΣ 1944

Ὁ ΕΛΑΣ ἐφρόντιζε νὰ ἐπιτίθεται κατὰ τοῦ Ζέρβα, ὁσάκις τὰ τμήματά του εὑρίσκοντο εἰς μάχην μὲ τοὺς Γερμανοϊταλοὺς κατακτητάς. Καὶ ἔσπευδεν, ἐπίσης, νὰ ἀπέχῃ ἐπιμελῶς πάσης ἐνοχλήσεως κατὰ τῶν ἐχθρικῶν στρατευμάτων, ὅταν τὰ τελευταῖα ἐξεστράτευαν κατὰ τοῦ Ζέρβα.

Ὁ Κομνηνὸς Πυρομάγλου, ὑπαρχηγὸς κατὰ τὴν κατοχὴν τῶν ΕΟΕΑ (Ἐθνικῶν Ὁμάδων Ἑλλήνων Ἀνταρτῶν), μὲ σῆμα του πρὸς τὸ Στρατηγεῖον τοῦ ΕΛΑΣ, ὑπὸ ἡμερομηνίαν 22 Σεπτεμβρίου 1944, ἀποκαλύπτει τὰ ἑξῆς :

1. Κατόπιν πιέσεως τοῦ Ζέρβα, οἱ Γερμανοὶ ἐγκατέλειψαν τὴν Πρέβεζαν.

2. Ἔνοπλοι ὀπαδοὶ τοῦ ΕΑΜ, «μὲ κόκκινες σημαῖες», ἐσχημάτισαν διαδήλωσιν εἰς τὴν Πρέβεζαν καὶ ἐδημιούργησαν ταραχὰς εἰς βάρος τοῦ πληθυσμοῦ. Ὁ λαὸς τῆς Πρεβέζης, ἐζήτησε τὴν προστασίαν τῶν ἀνταρτῶν τοῦ Ζέρβα.

3. Ὁ ΕΛΑΣ συνεμάχησε μὲ Τουρκαλβανοὺς Μπὰλ Κομίταρ καὶ Θάλ, ἐναντίον τοῦ ἑλληνικοῦ πληθυσμοῦ.

4. Ὁ ΕΛΑΣ ἐπετέθη κατὰ τῶν ἀνταρτῶν τοῦ Ζέρβα, ἐνῶ οἱ τελευταῖοι ἐμάχοντο κατὰ τῶν Γερμανῶν.

5. Πρόθεσις τοῦ ΕΛΑΣ ἦτο ἡ ἐπιβολὴ δικτατορίας.

Αριθμ. 10548

ΣΤΡΑΤΗΓΕΙΟΝ Ε.Δ.Ε.Σ.

Απαντώμεν τηλεσίγραφό σας ΣΤΟΠ. ! Εκκαθάρισις ΠΡΕΒΕΖΗΣ εγένετο κατόπιν δ/γής Μέσης Ανατολής εις τό οποίον υπήχθημεν καί υμείς καί ημείς κατόπιν δ/γής Ελλ. Κυβερνήσεως ΣΤΟΠ. Συνεπώς απευθυνθήτε εις Στρατηγείον Μ. Ανατολής ΣΤΟΠ. Επιθέσεις μας από μηνών περιοχήν ΠΡΕΒΕΖΗΣ εναντίον οχυρωμένων Γερμανών θέσεις τμημάτων μας ηνάγκασε Γερμανούς εγκαταλείψουν πόλιν. Σάς πληροφορώ ότι ένοπλοι οπαδοί ΕΑΜ μέ κόκκινες σημαίες εσχημάτισαν διαδηλώσεις καί εδημιούργησαν ταραχάς εις βάρος πληθυσμού ο οποίος εξηγέρθη καί ζήτησε προστασίαν από τμήματα μας ΣΤΟΠ. Λυπούμεθα διά τό τηλεσίγραφό σας ΣΤΟΠ. Εάν πρόθεσίς σας είναι επαναρχίσατε εμφύλιον πόλεμον, διά επιβολήν δικτατορίας πράξατέ το χωρίς συκοφαντίες καί ψεύδη ΣΤΟΠ.- Τούτο είναι ανδρικώτερον ΣΤΟΠ. Τελευταία συμμαχία ΕΛΑΣ μέ Τουρκ-αλβανούς Μπάλ-Κομίτατ καί Θάλ καί λοιπούς εναντίον Ελληνικού πληθυσμού ΣΤΟΠ. Τελευταία επίθεσις ΕΛΑΣ εναντίον τμημάτων μας μαχομένων κατά Γερμανών μάς πείθουν περί πραγματικών διαθέσεώς σας ΣΤΟΠ.-

22-9-44 Ώρα 10.[illegible]

ΚΟΜΝΗΝΟΣ ΠΥΡΟΜΑΓΛΟΥ

Ο ΕΛΑΣ ΕΝΑΝΤΙΟΝ ΤΩΝ ΒΟΡΕΙΟΗΠΕΙΡΩΤΩΝ


Εἰς τὸ ἀπὸ 22 Σεπτεμβρίου 1944 σῆμα του πρὸς τὸ Γενικὸν Στρατηγεῖον τοῦ ΕΛΑΣ, ὁ Κ. Πυρομάγλου καταγγέλει συνεργασίαν τῶν κομμουνιστῶν μὲ τοὺς Τουρκαλβανούς. Πράγματι, ἐπρόκειτο περὶ μιᾶς μόνον ἐκ τῶν συνειδητῶν ἀντεθνικῶν ἐνεργειῶν τοῦ ΕΑΜ—ΕΛΑΣ—ΚΚΕ. Διότι τὸ Κ.Κ.Ε. κατεπολέμησε λυσσωδῶς τὸν Ζέρβαν, διὰ νὰ καταστήσῃ ἀδύνατον τὴν ἐπέκτασιν τῶν ἀνταρτικῶν του ὁμάδων εἰς τὴν Βόρειον Ἤπειρον. Καὶ ἔσπευσε νὰ συνεργασθῇ στενῶς μὲ τοὺς Ἀλβανοὺς ἐναντίον τῶν Βορειοηπειρωτῶν Ἑλλήνων, οἱ ὁποῖοι εἶχαν ἱδρύσει ἀπὸ τοῦ Ἰουλίου τοῦ 1942 τὸ «Μέτωπον Ἀπελευθερώσεως Βορείου Ἠπείρου» (ΜΑΒΗ). Ἡγέται τοῦ ΜΑΒΗ ἦσαν οἱ Βασ. Σαχίνης ἐξ Ἀργυροκάστρου, Ἠλίας Κώνστας ἐκ Τιράνων, Τάσος Γεωργίου ἐκ Λεσκοβικίου, Ἀναστάσιος Κοκαβέσης ἐκ Χειμάρρας κ.ἄ.

Ἡ πρώτη προσπάθεια συνδέσεως τοῦ ΜΑΒΗ μὲ τὰς ἀνταρτικὰς ὁμάδας τοῦ Ζέρβα ἀπέτυχε, διότι ὁ ΕΛΑΣ συνέλαβε τὸν κατευθυνόμενον πρὸς τὰς ΕΟΕΑ σύνδεσμον τοῦ ΜΑΒΗ ἰατρὸν Ἰωάννην Γκινάλην, κατέσχε τὰ ἔγγραφά του καί, μετὰ τρίμηνον αἰχμαλωσίαν, ὑπεχρέωσε αὐτὸν νὰ ἐπιστρέψῃ εἰς Ἀλβανίαν ἄπρακτος. Τὸν Μάϊον τοῦ 1943 ὁ Ζέρβας διαθέτει τοὺς ἀξιωματικούς του Ἰω. Βιδάλην καὶ Σπ. Λῆτον, μὲ τὰς ὁμάδας των, διὰ τὴν πραγματοποίησιν ἐπαφῆς μὲ τὸ ΜΑΒΗ καὶ ἀνταρτικὴν δρᾶσιν εἰς τὴν Βόρειον Ἤπειρον. Ταυτοχρόνως ὅμως τὸ ΕΑΜ—ΕΛΑΣ ἀναθέτει εἰς τὰ στελέχη του Ἀλ. Γιάνναρην, Πρῖνον καὶ Ἔξαρχον, ὅπως μεταβοῦν εἰς τὴν Βόρειον Ἤπειρον καὶ ἔλθουν εἰς ἐπαφὴν μετὰ τῶν Ἀλβανῶν, διὰ τὴν διάλυσιν ἢ τὴν ὑπαγωγὴν τοῦ ΜΑΒΗ εἰς τὸ «Φρόντι Νατσιονὰλ Τσιλιμπάρ», δηλ. τὸ ΕΑΜ τῆς Ἀλβανίας.

Μὲ τὴν συνεργασίαν τοῦ ΕΑΜ, οἱ Ἀλβανοὶ προέβησαν εἰς σειρὰν δολοφονιῶν στελεχῶν τοῦ ΜΑΒΗ εἰς τὰ χωρία Δέλβινον, Δίβρην, Λιμπόχοβον, Ἄνω Λάμποβον, Γλῆνα, Μπόροβα, Λεσκοβίκιον, Ποζάνη, Ζέππα, Βλαχυψηλόπετραν, Πρεμετὴν καὶ ἄλλα. Μεταξὺ τῶν δολοφονηθέντων ἦτο καὶ ὁ πρόεδρος τοῦ ΜΑΒΗ Βασ. Σαχίνης. Ἐξουδετερωθέντος, τοιουτοτρόπως τοῦ ΜΑΒΗ, τὸ ΕΑΜ—ΕΛΑΣ κατέστησε πλέον στενὴν τὴν συνεργασίαν του μετὰ τῶν Ἀλβανῶν. Ἡ Βόρειος Ἤπειρος ἐδέχετο σοβαρὸν πλῆγμα ἀπὸ τὸ Κ.Κ.Ε.: **Ἐπροδίδετο...**

ΣΥΝΕΡΓΑΣΙΑ ΤΟΥ ΕΑΜ-ΕΛΑΣ ΜΕ ΤΟΥΣ ΑΛΒΑΝΟΥΣ

ΚΟΙΝΑΙ ΜΟΝΑΔΕΣ ΑΛΒΑΝΩΝ - ΕΛΑΣ



Αριθ. Πρωτ. 60

27/ Διαταγή

Κοινοποιούμεν κατωτέρω την υπ' αριθ. 5 διαταγήν Στρατηγείου Δ. Μακεδονίας και επιλαμβανόμεθα όπως:

1) Υπό το πνεύμα της διαταγής ταύτης διά καταλλήλων αξιωματικών έλθετε εις επαφήν με τας ηγεσίας των ενόπλων Αλβανικάς ανταρτικάς δυνάμεις και συζητήσατε το σκόπιμον και δυνατόν της συγκροτήσεως κοινών υπαρχηγείων

2) Κοινά υπαρχηγεία θεωρούμεν σκόπιμον να συγκροτηθώσιν εις Φιλιάτες, Πωγώνιον, Κόνιτσαν

3) Όλα τα στοιχεία και σχετικάς συζητήσεις να υποβάλητε υμείς λεπτομερή έκθεσιν ίνα εκδώσωμεν τα σχετικά διατάγματα διά την περίπτωσιν που θα αποφασισθή τελικώς η συγκρότησις των κοινών τούτων υπαρχηγείων


4) Κατά την εξέτασιν του ζητήματος τούτου να ληφθή υπ' όψιν και ο αντιπρόσωπος παρά τω Αλβανικώ πληθυσμώ της Τσαμουργιάς ως και παρά του Χριστιανικού τοιούτου, ο οποίος θα μετάσχη εις της συγκροτήσεως τοιούτων υπαρχηγείων.

22-8-43

ο Δ/της VIII Μεραρχίας

Κοινού Στρατηγείου (Ο.Ι.Α.) —

Ἡ VIII Μεραρχία τοῦ ΕΛΑΣ δίδει ἐντολήν, μετὰ τὴν διάλυσιν τοῦ ΜΑΒΗ, διὰ τὴν συγκρότησιν «κοινῶν ὑπαρχηγείων» Ἀλβανῶν — ΕΛΑΣ, εἰς Φιλιάτες, Πωγώνιον καὶ Κόνιτσαν.



Ε.Λ.Α.Σ.

ΑΣΥΡΜΑΤΟΣ ΙΙ — ΑΠΟ : ΟΡΦΕΑΝ

Γ.Σ. — ΜΕΣΩ ΙΧ Μ)ΧΙΑΣ

— ΡΑΔΙΟΤΗΛΕΓΡΑΦΗΜΑ —


ΑΡΙΘ. 9.—ΣΥΓΚΡΟΤΗΣΙΣ ΜΙΚΤΟΥ ΤΑΓΜΑΤΟΣ ΕΙΝΑΙ ΓΕΓΟΝΟΣ ΤΕΤΕΛΕΣΜΕΝΟΝ, ΑΠΟΚΛΕΙΣΤΙΚΗ ΠΡΩΤΟΒΟΥΛΙΑ 15ου ΣΥΝΤΑΓΜΑΤΟΣ ΥΠΟΓΡΑΦΕΝΤΟΣ ΣΧΕΤΙΚΟΥ ΣΥΜΦΩΝΗΤΙΚΟΥ ΜΕ ΑΜΟΙΒΑΙΑΣ ΥΠΟΧΡΕΩΣΕΙΣ ΣΤΟΠ ΤΥΧΟΝ ΔΙΑΛΥΣΙΣ ΤΟΥ ΘΙΞΕΙ ΕΘΝΙΚΗΝ ΦΙΛΟΤΙΜΙΑΝ ΚΑΙ ΠΝΕΥΜΑ ΑΔΕΛΦΟΤΗΤΟΣ ΑΛΒΑΝΙΚΟΥ ΛΑΟΥ ΚΑΙ ΣΤΡΑΤΟΥ ΣΤΟΠ. ΦΡΟΝΟΥΜΕΝ ΔΡΑΣΙΣ ΤΑΓΜΑΤΟΣ ΠΕΡΙΟΡΙΣΘΕΙ ΕΙΣ ΠΡΑΞΕΙΣ ΑΙ ΟΠΟΙΑΙ ΔΕΝ ΘΑ ΔΩΣΟΥΝ ΛΑΒΗΝ ΕΙΣ ΕΧΘΡΟΥΣ ΓΕΙΤΟΝΙΚΩΝ ΛΑΩΝ ΕΚΜΕΤΑΛΛΕΥΘΟΥΝ ΣΥΓΚΡΟΤΗΣΙΝ ΤΟΥ ΣΤΟΠ. ΕΔΟΘΗΣΑΝ ΑΝΑΛΟΓΟΙ ΟΔΗΓΙΑΙ ΖΗΤΗΜΑ ΘΕΩΡΗΘΗ ΩΣ ΛΥΘΕΝ ΔΙΑ ΤΑ ΑΝΩΤΕΡΩ ΚΑΙ ΑΝΑΓΚΗ ΜΕΛΕΤΗΘΗ ΥΦ' ΥΜΩΝ ΑΜΑ ΤΗ ΕΠΙΣΤΡΟΦΗ ΑΝΤΙΠΡΟΣΩΠΟΥ Ε.Α.Μ. ΓΕΝ. ΣΤΡΑΤΗΓΕΙΟΥ, ΒΑΣΕΙ ΤΩΝ ΝΕΩΤΕΡΩΝ ΔΗΜΙΟΥΡΓΗΘΕΙΣΩΝ ΕΣΩΤΕΡΙΚΩΝ ΚΑΙ ΕΞΩΤΕΡΙΚΩΝ ΣΥΝΘΗΚΩΝ ΣΤΟΠ. ΠΑΡΑΚΑΛΟΥΜΕΝ ΟΠΩΣ ΤΗΡΟΥΜΕΘΑ ΕΝΗΜΕΡΟΙ ΕΠΙ ΒΑΣΙΚΩΝ ΠΟΛΙΤΙΚΩΝ ΚΑΙ ΣΤΡΑΤΙΩΤΙΚΩΝ ΓΕΓΟΝΟΤΩΝ ΚΕΝΤΡΟΥ, ΟΤΑΝ ΘΑ ΠΡΟΚΥΠΤΟΥΝ, ΙΝΑ ΚΑΘΟΡΙΖΟΜΕΝ ΕΓΚΑΙΡΩΣ ΚΑΘΗΚΟΝΤΑ ΟΡΓΑΝΩΣΕΩΝ ΜΑΣ ΣΤΟΠ.

ΟΡΦΕΑΣ

ΡΔ 18)1)44

10.15 Ωρ.

Τὸ Γενικὸν Στρατηγεῖον τοῦ ΕΛΑΣ ἐγκρίνει



Ἀριθ. 34

<u>ΚΡΥΠΤΟΓΡΑΦΗΣΗ</u>

ΙΧ Μεραρχίαν διὰ Ὀρφέα

Ἐπὶ κρυπτογραφήματος 10)1)44 5400


Ἐγκρίνομεν συγκρότησιν μικτοῦ τάγματος περιφέρειαν Τσαμουργιᾶς.

Σ. Δ. Γεν. Στρατηγείου 13)1)44

Ἐκρυπτογραφήθη
Ὥρα 11.10
Κωστούλας
Ὑπολοχαγὸς

Η ΠΡΟΔΟΣΙΑ ΟΛΟΚΛΗΡΩΝΕΤΑΙ

Τὸ ΕΑΜ καὶ οἱ ᾿Αλβανοὶ ἀπαγορεύουν εἰς τοὺς Βορειοπειρώτας «τὴ σωβινιστικὴ καὶ διασπαστικὴ προπαγάνδα». ᾿Απαγορεύουν τὴν διεκδίκησιν τῆς ἀπελευθερώσεως τῆς Βορείου ᾿Ηπείρου καὶ ὑποχρεώνουν τοὺς ῞Ελληνας Βορειοηπειρώτας νὰ ἐνταχθοῦν εἰς τὴν «᾿Αντιφατιστικὴ ῾Ομάδα Μειονότητος». Τὸ ΚΚΕ ἐκχωρεῖ τὴν Βόρειον ῎Ηπειρον εἰς τὴν ᾿Αλβανίαν.



[illegible] ΟΜΑΔ. [illegible]ΝΟΤΗΤΟΣ

Γ!

ΠΡΟΣ
ΤΟΝ ΛΑΟΝ ΤΗΣ ΕΛΛ. ΜΕΙΟΝΟΤΗΤΟΣ ΕΝ ΑΛΒΑΝΙΑ

Στὴ σύσκεψη τῆς 8ης Αὐγούστου, εἰς τὴν ὁποίαν ἔλαβον μέρος ἀντιπρόσωποι τῶν περισσοτέρων χωριῶν τῆς Ἑλληνικῆς μειονότητος, ἀπεφασίσθη ὅπως ἡ μειονότης μετάσχη τοῦ ἀντιφασιστικοῦ ἀγῶνος περισσότερον ἐνεργῶς. Κατέστη σὲ φανερὸν πῶς γιὰ νὰ ἐπιτευχθῆ τοῦτο πρέπει νὰ ἱδρυθοῦν ὁμάδες τῆς μειονότητος κάτω ἀπὸ καθοδήγηση Ἀρχηγείου ἀποτελουμένου ἀπὸ Ἀλβανὸν ἀντιπρόσωπον, ἀντιπρόσωπον τῆς μειονότητος καὶ ἀντιπρόσωπον τῆς Ἑλληνικῆς [illegible] ὀργανώσεως τῆς συνεργαζομένης μετὰ τοῦ ἐθνικοαπελευθερωτικοῦ μετώπου Ἀλβανίας.

Ὁ ἴδιος τρόπος καθοδηγήσεως ἀπεφασίσθη καὶ διὰ τὴν πολιτικὴν ὀργάνωσιν. Τὴν 20ὴν Αὐγούστου σὲ κοινὴ σύσκεψιν ἀντιπροσώπων τῶν συνεργαζομένων Ἑλληνο-ἀλβανικῶν ὀργανώσεων ἐμελετήθησαν τὰ προβλήματα τοῦ ἀγῶνος, τὰ ὁποῖα παρουσιάζουν ἡ μειονότης ἐν Ἀλβανίᾳ καὶ ἡ μειονότης ἐν Ἑλλάδι καὶ κατέληξαν εἰς τὴν δημοσιευομένην ἀπόφασιν.

Ἐλπίζομεν ὅτι ὁ λαὸς τῆς μειονότητος θὰ κατανοήση τὸ κρίσιμον τῶν περιστάσεων, τὸ βάθος τοῦ ἀγῶνος τῶν λαῶν καὶ τὴν λεπτότητα τῶν μειονοτικῶν ζητημάτων.

Χρειάζεται ἑπομένως ἀπόλυτη πειθαρχία στὴν καθοδηγητικὴ ἐπιτροπὴ καὶ λεπτὴ διαχείρισις καὶ τοῦ παραμικροτέρου ζητήματος. Ὁ λαὸς νὰ προσέξη νὰ μὴ ἀναθέση ὑπεύθυνη θέση σὲ ἀνθρώπους ποὺ ἀνεμίχθησαν σὲ πολιτικοὺς ἀγῶνας καὶ ἔχουν δημιουργήση ὡρισμένας παρεξηγήσεις. Ἐπίσης νὰ μὴ ἀναθέση ὑπεύθυνη θέση σὲ ἄτομα γνωστῶν σωβινιστικῶν φρονημάτων.

Πᾶσα προπαγάνδα σωβινιστικὴ καὶ διασπαστικὴ ἀπαγορεύεται ἀπολύτως. Ὁ λαὸς ὀφείλει νὰ ἀπομονώση ὅσους θέλουν, ὡς αὐτόκλητοι προστάται, νὰ τὸν παρασύρουν εἰς πράξεις ἐκτὸς τῆς γραμμῆς τοῦ ἀντιφασιστικοῦ ἀγῶνος. Σήμερα γίνεται ἀγὼν τῶν λαῶν καὶ ἡ νίκη θὰ εἶναι ἡ νίκη τῶν λαῶν, νίκη τῆς λαϊκῆς δημοκρατίας. Ἡ θέλησις τοῦ κάθε λαοῦ μετὰ τὴν νίκην θὰ εἶναι σεβαστὴ καὶ αὐτὸ τὸ ἐγγυῶνται αἱ συμβάσεις τῶν μεγάλων συμμάχων.

Ἐλπίζομεν ὅτι ὁ λαὸς θὰ προσέξη λέξιν πρὸς λέξιν τὰς ἄνω γραμμὰς γιατὶ τοῦτον ἀπαιτεῖ τὸ συμφέρον τοῦ ἀντιφασιστικοῦ ἀγῶνος, τὸ συμφέρον τῆς μειονότητος. Κάθε παρέκκλισις ἀποτελεῖ καταστροφήν. Οἱ ὁμάδες δὲν θὰ φέρνουν κανένα σύμβολον.

Διὰ τὴν ὁμάδα τῆς μειονότητος
Η ΕΠΙΤΡΟΠΗ

ΑΝΤΙΦΑΣΙΣΤΙΚΗ ΟΜΑΣ
ΜΕΙΟΝΟΤΗΤΟΣ

ΠΡΟΣ

ΤΟΝ ΛΑΟΝ ΤΗΣ ΕΛΛ. ΜΕΙΟΝΗΤΟΣ ΕΝ ΑΛΒΑΝΙΑ

Στὴ σύσκεψη τῆς 8ης Αὐγούστου, εἰς τὴν ὁποίαν ἔλαβον μέρος ἀντιπρόσωποι τῶν περισσοτέρων χωρίων τῆς Ἑλληνικῆς μειονότητος, ἀπεφασίσθη ὅπως **ἡ μειονότης μετάσχη τοῦ ἀντιφασιστικοῦ ἀγῶνος περισσότερον ἐνεργῶς.** Κατέστη δὲ φανερὸν πῶς γιὰ νὰ ἐπιτευχθῆ τοῦτο πρέπει νὰ ἱδρυθοῦν ὁμάδες τῆς μειονότητος κάτω ἀπὸ καθοδήγηση Ἀρχηγείου ἀποτελουμένου ἀπὸ Ἀλβανὸν ἀντιπρόσωπον, ἀντιπρόσωπον τῆς μειονότητος καὶ ἀντιπρόσωπον τῆς Ἑλληνικῆς Ὀργανώσεως τῆς συνεργαζομένης μετὰ τοῦ «Ἐθνικοαπελευθερωτικοῦ Μετώπου Ἀλβανίας».

Ὁ ἴδιος τρόπος καθοδηγήσεως ἀπεφασίσθη καὶ **διὰ τὴν πολιτικὴν ὀργάνωσιν.** Τὴν 10ην Αὐγούστου δὲ εἰς κοινὴν σύσκεψιν ἀντιπροσώπων τῶν συνεργαζομένων Ἑλληνο—Ἀλβανικῶν ὀργανώσεων ἐμελετήθησαν τὰ προβλήματα τοῦ ἀγῶνος, τὰ ὁποῖα παρουσιάζουν ἡ μειονότης ἐν Ἀλβανία καὶ ἡ μειονότης ἐν Ἑλλάδι καὶ κατέληξαν εἰς τὴν δημοσιευομένην ἀπόφασιν.

Ἐλπίζομεν ὅτι ὁ λαὸς τῆς μειονότητος θὰ κατανοήση τὸ κρίσιμον τῶν περιστάσεων, τὸ βάθος τοῦ ἀγῶνος καὶ τὴν λεπτότητα τῶν μειονοτικῶν ζητημάτων.

Χρειάζεται ἑπομένως ἀπόλυτη πειθαρχία στὴν καθοδηγητικὴ ἐπιτροπὴ καὶ λεπτὴ διαχείρησις καὶ τοῦ παραμικροτέρου ζητήματος.

Ὁ λαὸς νὰ προσέξη νὰ μὴ ἀναθέση **ὑπεύθυνη θέση σὲ ἀνθρώπους ποὺ ἀνεμίχθησαν σὲ παλαιοὺς ἀγῶνας καὶ ἔχουν δημιουργήση ὡρισμένας παρεξηγήσεις.** Ἐπίσης νὰ μὴ ἀναθέση ὑπεύθυνη θέση σὲ ἄτομα γνωστῶν **σωβινιστικῶν φρονημάτων.**


Πᾶσα προπαγάνδα **σωβινιστικὴ καὶ διασπαστικὴ ἀπαγορεύεται ἀπολύτως.** Ὁ λαὸς **δέον νὰ ἀπομονώση ὅσους θέλουν, ὡς αὐτόκλητοι προστάται,** νὰ τὸν παρασύρουν εἰς πράξεις ἐκτὸς τῆς γραμμῆς **τοῦ ἀντιφασιστικοῦ ἀγῶνος.** Σήμερα γίνεται ἀγὼν τῶν λαῶν καὶ ἡ νίκη θὰ εἶναι ἡ νίκη τῶν λαῶν, ἡ **νίκη τῆς λαϊκῆς δημοκρατίας.** Ἡ θέλησις τοῦ κάθε λαοῦ, μετὰ τὴν νίκην, θὰ εἶναι σεβαστὴ καὶ αὐτὸ τὸ ἐγγυῶνται οἱ συμβάσεις τῶν Μεγάλων Συμμάχων.

Ἐλπίζομεν ὅτι ὁ λαὸς θὰ προσέξη λέξη πρὸς λέξη τὰς ἄνω γραμμὰς γιατὶ τοῦτο ἀπαιτεῖ τὸ συμφέρον **τοῦ ἀντιφασιστικοῦ ἀγῶνος,** τὸ συμφέρον τῆς μειονότητος. Κάθε παρέκκλισις ἀποτελεῖ καταστροφήν. Οἱ Ὁμάδες δὲν θὰ φέρουν κανένα σύμβολον.

Διὰ τὴν ὁμάδα τῆς μειονότητος

(Τ. Σ.) Η ΕΠΙΤΡΟΠΗ

ΤΟ ΚΚΕ ΑΝΑΓΝΩΡΙΖΕΙ ΑΛΒΑΝΙΚΗΝ ΜΕΙΟΝΟΤΗΤΑ ΕΝ ΕΛΛΑΔΙ



Ἀπόφασις

Τὴν [illegible] Αὐγούστου 1943 συνῆλθον εἰς κοινὴν σύσκεψιν ὁ ἀντιπρόσωπος τοῦ ἀπελευθερωτικοῦ μετώπου Τσαμουριᾶς καὶ ὁ ἀντιπρόσωπος τοῦ ἀπελευθερωτικοῦ μετώπου Ἑλλάδος μετὰ τοῦ ἀπεσταλμένου τῆς Περιφ. Ἐπιτροπῆς τοῦ Κομ. κόμματος [illegible] Ἀλβανίας ὅπως μελετήσουν τὰ προβλήματα τῆς ἑλληνικῆς μειονότητος ἐν Ἀλβανίᾳ καὶ τῆς ἀλβανικῆς μειονότητος ἐν Ἑλλάδι. Ἡ σύσκεψις κατέληξε εἰς τὰς κάτωθι ἀποφάσεις:

1) Μὲ τὰς [illegible] τῶν αἰώνων, τὰ ἑκατέρωθεν σφάλματα τὰ ἐγκλήματα [illegible] καὶ τὴν σοβινιστικὴν προπαγάνδαν μερικῶν [illegible] ὑπὸ τοῦ φασισμοῦ καὶ τῶν πρακτόρων του, [illegible] διὰ τὴν Ἑλληνικὴν καὶ Ἀλβανικὴν μειονότητα μία κατάστασις τοιαύτη [illegible] δυνάμεις εἰς οὐδετερότητα καὶ ἀντιθέτους τὴ μία πρὸς τὴν ἄλλη νεκρῆς ἑπομένως διὰ τὸν ἀντιφασιστικὸν πόλεμον ποῦ κάνουν οἱ λαοὶ Ἕλληνες καὶ Ἀλβανοί. Χωρὶς νὰ τὸ θέλουν οἱ λαοὶ τῶν μειονοτήτων, ἔχουν κάμει, ἐναντίον τῶν συμφερόντων των, ἐξυπηρέτησιν τοῦ ἐχθροῦ. Ὅλα τὰ σημάδια τῶν τελευταίων ἡμερῶν μᾶς δείχνουν ὅτι ἡ καταστροφὴ δὲν εἶναι νὰ ἔλθη ἐὰν οἱ ὑπεύθυνοι κλείσουν τὰ μάτια καὶ δὲν ἀναλάβουν πρωτοβουλία ἐκεῖνοι οἱ ὁποῖοι εἶναι πλησίον τῶν γεγονότων.

2) Ὁ σχηματισμὸς μιᾶς ἀντιφασιστικῆς ὀργανώσεως εἰς κάθε μειονότητα εἶναι πλέον μία ἀνάγκη ἐπείγουσα. Μία διάθεσις τοιαύτη ἔχει δειχθῆ καθαρὰ ἐκ μέρους τῆς Ἑλληνικῆς μειονότητος καὶ φαίνεται ζωντανὴ μεταξὺ τῶν ἰδίων στοιχείων τῆς Τσαμουριᾶς. Ὁ ἀμοιβαῖος σχηματισμὸς τῶν ἀντιφασιστικῶν ὀργανώσεων κλείνει ἑκατέρωθεν τὰ στόματα τῶν σωβινιστῶν περὶ ἐθνικῆς προδοσίας.

3) Ἡ λύσις αὐτὴ ἐντὸς τῶν γραμμῶν τοῦ σημερινοῦ πολέμου διὰ τὴν ἐλευθερίαν καὶ αὐτοδιάθεσιν τῶν λαῶν θὰ βοηθήση τὴν ἕνωσιν εἰς τὸν πόλεμον ἀδελφώνοντας τοὺς δύο γειτονικοὺς λαούς. Αὐτὸς εἶναι ὁ μόνος κατάλληλος δρόμος διὰ ἐργασίαν ἄμεσον καὶ ἀποδοτικήν.

4) Αἱ ἀντιφασιστικαὶ ὀργανώσεις θὰ διευθύνωνται ἀπὸ μίαν ἐπιτροπὴν ἀποτελουμένην ἀπὸ ἕναν ἀντιπρόσωπον Ἀλβανό, ἕναν Ἕλληνα τῶν συνεργαζομένων Ἑλληνο-Ἀλβανικῶν ὀργανώσεων καὶ ἕναν ἀντιπρόσωπο τῆς μειονότητος. Τόσον διὰ τὴν μία ὅσον καὶ διὰ τὴν ἄλλην παράταξιν θὰ παρευρίσκεται εἰς τὴν ἐπιτροπὴν καὶ ἕνας ἀντιπρόσωπος τῆς Ἀγγλικῆς ἀποστολῆς. Ὁ τελευταῖος θὰ λαμβάνη μέρος ἐὰν ζητηθῆ ἀπὸ τὴν ἰδίαν μειονότητα.

5) Ἡ ἰδία ἐργασία θὰ γίνη καὶ διὰ τὴν στρατιωτικὴν ὀργάνωσιν.

6) Παρέχεται ἀμνηστεία (χάρις) γενικὴ δι' ὅλους ἐκείνους οἱ ὁποῖοι μέχρι τώρα ἔχουν ἐργασθῆ κακῶς τόσον εἰς τὰ πολιτικὰ ζητήματα ὅσον καὶ εἰς τὴν ἰδιωτικὴν ζωὴ ἀποτελέσματα τῆς διαφθορᾶς τοῦ φασισμοῦ καὶ τοῦ ἀτόπου σωβινισμοῦ.

7) Αἱ δύο συνεργαζόμεναι ὀργανώσεις Ἑλληνική-Ἀλβανική, ἐγγυῶνται διὰ τὸ παρὸν καὶ διὰ τὸ μέλλον τὴν ζωὴν τὴν τιμὴν καὶ τὴν περιουσίαν τῶν μειονοτικῶν λαῶν.

8) Ἡ ἀπόφασις αὐτὴ θὰ γνωστοποιηθῆ στοὺς λαοὺς τῶν δύο μειονοτήτων εἰς τὴν Ἀλβανικὴν καὶ Ἑλληνικὴν καὶ τιθεμένη εἰς ἐφαρμογή, ἀπὸ σήμερον θὰ γνωστοποιηθῆ εἰς τὰς προϊσταμένους ὀργανώσεις.

9) Τὸ καταστατικὸν τῶν ἀντιφασιστικῶν ὀργανώσεων τῶν μειονοτήτων θὰ περιλαμβάνη διατάξεις περὶ ἐνεργοῦ συμμετοχῆς εἰς τὸν ἀντιφασιστικὸν ἀγῶνα τῶν λαῶν τῶν μειονοτήτων, ἀπαγορευομένης πάσης προπαγάνδας ἐκτὸς τοῦ ἀντιφασιστικοῦ ἀγῶνος καθὼς καὶ σωβινιστικῆς τοιαύτης.

10) Ὁ [illegible] καὶ τῶν δύο ὀργανώσεων θὰ βοηθήση στὴν [illegible] τῶν λαῶν τῶν δύο μειονοτήτων ἐξυψώνοντάς τους πολιτικῶς.

1[illegible]-8-43

Ὁ ἀντιπρ. τοῦ ἐθνικοαπελευθερωτικοῦ μετώπου Ἀλβανίας
[illegible]


Ὁ ἀντιπρόσωπος τοῦ ΕΑΜ
Ἀλεξ. Γιάνναρης

Ὁ ἀντιπρόσωπος τῆς Π.Ε. τοῦ Κ.Κ.Α.
[illegible]

Ἀκριβὲς ἀντίγραφον

Ἡ ἀπόφασις ΕΑΜ — Ἀλβανῶν ὑπογράφεται διὰ λογαριασμὸν τοῦ ΕΑΜ ὑπὸ τὸν Ἀλεξ. Γιάνναρην, ὁ ὁποῖος κατ' ἐντολὴν τοῦ Κ.Κ.Ε., συνειργάσθη μετὰ τῶν Ἀλβανῶν διὰ τὴν διάλυσιν τοῦ ΜΑΒΗ καὶ τὴν δολοφονίαν ἑκατοντάδων Βορειοηπειρωτικῶν στελεχῶν.

«Κάπου στὰ 'Αλβανικὰ βουνά» : ὁ ἀντιπρόσωπος τοῦ 15ου Συντάγματος τοῦ ΕΛΑΣ Σ. Γκραμπάλας καὶ ὁ ἀντιπρόσωπος τοῦ 'Αλβανικοῦ Κ.Κ. Μπεντρῆ Σπαχῆ, ἀποφασίζουν τὴν ἵδρυσιν μικτοῦ τάγματος 'Αλβανῶν καὶ Κ.Κ.Ε., μὲ ἁρμοδιότητα τὴν περιοχὴν 'Αργυροκάστρου—Αὐλῶνος. 'Επιδίωξις : ἡ παρεμπόδισις τῆς ἐθνικοαπελευθερωτικῆς δράσεως τῶν Βορειοηπειρωτῶν.



ΚΕ

ΠΡΩΤΟΚΟΛΛΟ

ΣΤΡΑΤΙΩΤΙΚΗΣ ΣΥΝΕΡΓΑΣΙΑΣ μεταξύ ΑΡΧΗΓΕΙΟΥ Αυλώνος-Αργυροκάστρου (Στάμπι Αυλώνος-Αργυροκάστρ.) και 15ου Συντάγματος ΕΛΑΣ

Σήμερα στις 1[illegible] του μήνα Δεκέμβρη του 1943 και στην έδρα της Περιφερειακής [illegible] Αργυροκάστρου οι κάτωθι υπογεγραμμένοι σύντροφοι [illegible] Μπεντρή [illegible] του Αρχηγείου Αυλώνος-Αργυροκάστρου και συν. Γκραμπάλας για το 15 Σύνταγμα ΕΛΑΣ, εξουσιοδοτημένοι υπεύθυνα από των ανωτέρων των καθοδηγήσεων, αποφασίζουν την σύσταση μικτού Ελληνο-Αλβανικού τάγματος, το οποίον [illegible] εις την περιοχήν του Αρχηγείου Αυλώνος-Αργυροκάστρου και του 15ου Συν/τος Ηπειρωτικού ΕΛΑΣ.-

Αι δύο ως άνω στρατιωτικαί διοικήσεις διερμηνεύουσαι τα αισθήματα συναδελφώσεως των δύο γειτονικών και φίλων λαών και εν τη επιθυμία των όπως σταματήσουν αι παρεξηγήσεις μεταξύ των Ελληνο-Αλβανικών μειονοτήτων και των λαών Αλβανίας-Ελλάδος και διά να καταστήσουν πραγματικότητα την συναδέλφωσιν κατέληξαν εις την ως άνω απόφασιν με τας εξής εκατέρωθεν υποχρεώσεις:

1) Το Αρχηγείον Αυλώνος-Αργυροκάστρου και το 15ον Συν/μα Ηπειρωτικού ΕΛΑΣ να διαθέσουν διά το μικτόν τάγμα δύναμιν 50 ανδρών έκαστον, καλώς εξωπλισμένων [illegible] με καλήν εμφάνισιν και [illegible].-

2) Την διοίκησιν του τάγματος αποτελούν μαζί αι δύο τριμερείς διοικήσεις των τμημάτων ήτοι για μεν το Αλβανικόν τμήμα ο στρατιωτικός αρχηγός, ο πολιτικός καθοδηγητής και ο βοηθός του, διά δε το τμήμα του ΕΛΑΣ ο στρατιωτικός αρχηγός, ο αντιπρόσωπος του ΕΑΜ και ο Καπετάνιος.-

3) Στρατιωτικώς και τακτικώς θα υπάγονται υπό τας στρατιωτικάς διοικήσεις Στάμπι ή 15ον Σύνταγμα εις την περιοχήν των οποίων ευρίσκονται.-

4) Κάθε τμήμα θα έχει και σημαία της μονάδος του και εις το πλάγιον [illegible] της οργανώσεως. Αι δύο μαζί σημαίαι θ' αποτελούν την κοινήν σημαίαν του τάγματος.-

5) Έτερα πειθαρχικά διά κάθε παράπτωμα θα λαμβάνονται από μικτήν επιτροπήν του τάγματος. Διά τας περιπτώσεις βαρέων παραπτωμάτων [illegible] των κοινών, θα αποστέλλονται με έκθεσιν εις τας αντιστοίχους στρατιωτικάς διοικήσεις.-

6) Καταυλισμός του τάγματος. Διά μεν την κίνησιν των εις την περιοχήν του 15ου Συν/τος, το Σύνταγμα, διά δε την περιοχήν της Αλβανίας το Αρχηγείον Αυλώνος-Αργυροκάστρου.-

7) Διά την πολιτικήν γραμμήν και εργασίαν εντός των λαών, οι πολιτικοί υπεύθυνοι θα λαμβάνουν οδηγίας παρά των ανωτέρων των καθοδηγήσεων και από κοινού θα συνεργάζωνται διά τον εναρμονισμόν των απόψεων.-

8) Πριν ή άμα τη εισόδω των εις οιανδήποτε περιοχήν να έλθη εις επαφήν με αντιπρόσωπον της πολιτικής οργανώσεως της περιοχής (Περιφ. Επιτροπή [illegible]) διά την ενημέρωσιν εις την ψυχολογίαν και τα ζητήματα του περιβάλλοντος. Προ της εισόδου του εις την ετέραν των περιοχών να αναφέρουν εις τας προϊσταμένας των στρατιωτικάς διοικήσεις ημερομηνίαν εισόδου ή εξόδου. Ανά [illegible] να υποβάλλουν εκθέσεις εις το "Στάμπι" ή 15ον Σύνταγμα και ανά δεκαπενθήμερον να συνέδρευωνται οι ίδιοι σύνδεσμοι.-

9) Κάθε τμήμα να έχη δύο συνδέσμους με τα Αρχηγεία των.-

10) Η κοινή διοίκηση του τάγματος να καταβάλη προσπάθειαν εκμαθήσεως των δύο γλωσσών και ιστοριών αντιστοίχως.-

11) Τα δύο Αρχηγεία να εφοδιάζουν συνεχώς με τύπον και δελτία το τάγμα εις ικανόν αριθμόν.-

12) Τα δύο Αρχηγεία έχουν την προοπτικήν της αυξήσεως της δυνάμεως του τάγματος.-

Κάπου στα Αλβανικά βουνά 1[illegible] Δεκέμβρη 1943

Ο
Αντιπρόσωπος του 15ου Συν/τος ΕΛΑΣ
Σ. Γκραμπάλας

Ο
Αντιπρόσωπος [illegible] Αυλώνος-Αργυροκάστρου
Μπεντρή Σπαχή

ΟΙ ΤΣΑΜΗΔΕΣ ΟΡΓΑΝΑ ΤΩΝ ΚΑΤΑΚΤΗΤΩΝ


Τὸν Ἰανουάριον τοῦ 1944 ὁ ΕΛΑΣ ἵδρυσε «μικτὸν τάγμα» (ΕΛΑΣ — Τσάμηδων) εἰς τὴν Θεσπρωτίαν. Τὴν ἰδίαν ὅμως ἐποχὴν ὁ Γεράσιμος Πρίφτης (Καστρινὸς) τοῦ 24ου Συντγματος τοῦ ΕΛΑΣ, εἰς ἔκθεσίν του ὑπὸ ἡμερομηνίαν 20 Ἰανουαρίου 1944, ἔγραφε τὰ ἑξῆς:

«ΜΕΙΟΝΟΤΙΚΟ ΖΗΤΗΜΑ : Ὅλες οἱ προσπάθειές μας, ἂν καὶ βασίζονται στὴ γραμμὴ τῆς Κ.Ε. τοῦ ΕΑΜ γιὰ τὴν ἑνοποίηση ὅλων τῶν δυνάμεων ἐνάντια στὸν καταχτητή, δὲν εἶχαν θετικὰ ἀποτελέσματα, γιατὶ ἡ ΠΑΜΨΗΦΙΑ τῶν ἀρβανιτάδων Τσάμηδων τῆς περιοχῆς, εἶχε ταχθῆ ἀνεπιφύλαχτα μὲ τὸ μέρος τοῦ ΚΑΤΑΧΤΗΤΗ καὶ ὠργάνωσε δολοφονικὲς ἐπιδρομὲς ἐνάντια στὰ ἑλληνικὰ χωριά, ἁρπαγὲς καὶ σφετερισμοὺς περιουσιῶν. Παρ' ὅλα αὐτά, ἀπὸ τὶς 19 τοῦ Μάρτη ἔγινε ἡ πρώτη προσέγγιση, ποὺ ἐπαναλήφθηκε στὶς ἀρχὲς τοῦ Ἰούλη 1943. Κατὰ κανόνα οἱ ὑποσχέσεις ποὺ μᾶς δώσανε οἱ ἐκπρόσωποι τῶν Τσάμηδων δὲν τηρήθηκαν. Κορύφωμα τῆς συμμαχίας τους μὲ τοὺς φασίστες ἦταν ἡ ἐπιδρομή τους στὸ Φανάρι, στὴν περίοδο τῶν ἐκκαθαριστικῶν ἐπιχειρήσεων τοῦ Αὐγούστου, κατὰ τὴν ὁποίαν ἐκάηκαν περίπου 30 χωριά, σκοτώθηκαν 500 περίπου Ἕλληνες καὶ ἄλλοι τόσοι πιάστηκαν ὅμηροι, ἐνῷ ὁ ὑπόλοιπος πληθυσμὸς προσφύγεψε στὴν ὀρεινὴ περιοχή».

Γ. ΠΡΙΦΤΗΣ

ΤΟ Κ.Κ.Ε. ΥΠΕΡ ΤΩΝ ΤΣΑΜΗΔΩΝ

Αἱ ἐγκληματικαὶ ἐνέργειαι τῶν Τσάμηδων περιωρίσθησαν, χάρις εἰς τὰ ὑπὲρ τοῦ ἑλληνικοῦ πληθυσμοῦ μέτρα τοῦ στρατηγοῦ Ζέρβα. Καί, πρὸ τοῦ ἀνταρτῶν τοῦ ΕΔΕΣ, τὰ ὄργανα τῶν κατακτητῶν κατέφυγαν εἰς τὴν Ἀλβανίαν. Ἀλλὰ τὸ ΕΑΜ — ΚΚΕ ἐνδιαφέρθη διὰ τὴν ἐπανεγκατάστασιν των εἰς τὴν Ἑλλάδα, μετὰ τὴν ἀπελευθέρωσιν.



ΕΘΝΙΚΟ ΑΠΕΛΕΥΘΕΡΩΤΙΚΟ ΜΕΤΩΠΟ(ΕΑΜ)
ΠΑΝΗΠΕΙΡΩΤΙΚΗ ΕΠΙΤΡΟΠΗ
'Αριθ. Πρωτ. 39

Γιάννινα 28-1-45

Πρός
Τήν Νομαρχιακή 'Επιτροπή ΕΑΜ Θεσπρωτίας
Παραμυθιά

'Αγαπητοί Συναγωνιστές,

Σάς κοινοποιούμε άπόφαση τής Νομαρχιακής 'Επιτροπής 'Αργυροκάστρου σχετικά μέ τήν έπάνοδο τών Τσάμικων οίκογενειών στά σπίτια τους.-

Πρέπει νά πάρετε όλα τά μέτρα γιά τήν καλύτερη άποδοχή από μέρους τού χριστιανικού στοιχείου γιά τήν στέγασήτους καί γενικά γιά τήν άποκατάσταση καί όμαλή συμβίωση τους μέ τούς 'Ελληνες.-

Στούς έπανερχομένους Τσάμηδες νά γίνει έντατική διαφώτιση.-

Θάνατος στό φασισμό-Λευτεριά στό Λαό

Γιά τήν Πανηπειρωτική 'Επιτροπή τού Ε.Α.Μ.

Προεδρείο ΕΑΜ 'Αργυροκάστρου
Τμήμα Διοικητικού
'Αριθ. 781 ΕΧ 44


19-1-45

Πανηπειρωτικήν 'Επιτροπήν Ε.Α.Μ.
Γιάννινα

Οί τσάμικες οίκογένειες πού βρίσκονται έντός τής 'Αλβανίας πήραν διαταγή νά μεταβούν στά χωριά τους στήν 'Ελλάδα, έπειδή ή κατάσταση τους χειροτερεύει άπό μέρα σέ μέρα.-

Θάνατος στό φασισμό-Λευτεριά στό Λαό

Γιά τό Προεδρείο Ε.Α.Μ. Νομαρχίας



ΕΘΝΙΚΟ ΑΠΕΛΕΥΘΕΡΩΤΙΚΟ ΜΕΤΩΠΟ(ΕΑΜ)
ΠΑΝΗΠΕΙΡΩΤΙΚΗ ΕΠΙΤΡΟΠΗ
'Αρίθ.Πρωτ.63

Π ρ ό ς
Τήν Α.Δ.Ε.Π. 'Ηπείρου

'Αγαπητοί Συναγωνιστές,

Σ'άπάντηση τοῦ ὑπ'ἀρίθ.5/9/Ι ἐγγράφου σας γνωρίζουμε ὅτι ἡ θέση μας ἀπέναντι τοῦ Μουσουλμανικοῦ στοιχείου της Τσαμουργιας είναι νά γυρίσει στά σπίτια του,χωρίς κανένα ἀπολύτως ἐμπόδιο.-

Δέον νά σημειωθεῖ ὅτι ἡ Κυβέρνηση της 'Αλβανίας διέταξε καί μας κοινοποίησε ἔγγραφο,νά ἐκκενωθοῦν τά ἐδάφη της 'Αλβανίας ἀπό τους Τσάμηδες καί νά ἐπιστρέψουν στήν 'Ελλάδα.-

Γιάννινα 8-2-45

ΘΑΝΑΤΟΣ ΣΤΟ ΦΑΣΙΣΜΟ-ΛΕΥΤΕΡΙΑ ΣΤΟ ΛΑΟ
Γιά τήν Πανηπειρωτική 'Επιτροπή τοῦ ΕΑΜ


'Η 'Αλβανικὴ Κυβέρνησις ἀποφασίζει τὴν ἐπιστροφὴν τῶν Τσάμηδων εἰς τὴν 'Ελλάδα. Καὶ τὸ ΕΑΜ σπεύδει νὰ ἐκτελέσῃ τὴν ἀπόφασιν τῶν διωκτῶν τῶν 'Ελλήνων Βορειοηπειρωτῶν.

Ἡ συνεργασία ΚΚΕ καὶ Ἀλβανῶν ὑπῆρξε πλήρης κατὰ τὴν περίοδον τῆς κατοχῆς. Ἀργότερα, ὁ Γ. Σιάντος—ἀρχηγὸς τοῦ ΕΛΑΣ καὶ γενικὸς γραμματεὺς τοῦ ΚΚΕ.—ἐδήλωσε πρὸς τοὺς δημοσιογράφους τὰ ἑξῆς:

«ΕΙΝΑΙ ΓΕΓΟΝΟΣ ΟΤΙ ΟΙ ΑΛΒΑΝΟΙ ΚΑΤΕΣΦΑΞΑΝ ΕΛΛΗΝΕΣ ΤΗΣ ΒΟΡΕΙΟΥ ΗΠΕΙΡΟΥ. ΟΙ ΑΛΒΑΝΟΙ ΣΦΑΖΟΥΝ ΚΑΙ ΕΛΛΗΝΕΣ ΚΟΜΜΟΥΝΙΣΤΕΣ ΒΟΡΕΙΟΗΠΕΙΡΩΤΗΣ. ΔΕΝ ΚΑΝΟΥΝ ΚΑΜΜΙΑ ΔΙΑΚΡΙΣΗ».


«Ριζοσπάστης», 2 Ἰουνίου 1945

Εἶναι γεγονός, ὅμως, ὅτι ὁ ΕΛΑΣ συνειργάσθη μὲ τοὺς Ἀλβανοὺς διὰ τὴν διάλυσιν τοῦ ΜΑΒΗ καὶ τὴν ἐξόντωσιν τῶν στελεχῶν τοῦ Ἑλληνισμοῦ τῆς Βορείου Ἠπείρου



«Σέρβοι παρτιζάνοι εἶναι σύμμαχοι καὶ ἀδελφοὶ ΕΛΑΣ», γράφει τὸ Γ.Σ. τοῦ ΕΛΑΣ πρὸς τὴν ΙΧ Μεραρχίαν του. Συνιστᾶ τὴν δουλοπρεπῆ συμπεριφορὰν ἔναντι τῶν διεκδικητῶν τῆς Ἑλληνικῆς Μακεδονίας.

Η "ΣΛΑΒΟΜΑΚΕΔΟΝΙΚΗ" ΤΑΞΙΑΡΧΙΑ ΤΟΥ ΕΛΑΣ



Ἔκθεση

«Μὲ τὸ δημιουργηθὲν ἐπεισόδιο Γκότσε ἀποφασίσαμε νὰ πᾶμε ἐγὼ καὶ ὁ συναγ. Ν. Πούπτης κατόπιν ἐντολῆς τοῦ ΔΜ σ. Πάσιο, μιὰ ποὺ ἀσκούσαμε προσωπικὴ ἐπιρροὴ στὸν Γκότσε, γιὰ νὰ ἰδοῦμε ἀπὸ κοντὰ ὅλην τὴν κατάσταση καὶ ποῖα ἦταν τὰ ἐλατήρια ποὺ δημιουργήθηκαν ὅλα αὐτά.

Εἶναι γεγονὸς ὅτι ὅσοι ἀντιπρόσωποι τοῦ ΕΛΑΣ ποὺ πῆγαν νὰ συζητήσουν μὲ τὸ Γκότσε, δὲν τοὺς εἶχε φανερώσει τὸ μυστικὸ παρ' ὅλο ποὺ φαινότανε ποιὰ κατάσταση ἐπικρατοῦσε στὸ Τάγμα.

Προσωπικὰ ὁ ἴδιος κάλεσα τὸν Γκότσε καὶ τὸν παρεκάλεσα ἂν εἶναι δυνατὸν στὴ φιλία ποὺ ἔχομε νὰ μοῦ φανερώση τὸ τὶ συμβαίνει καὶ πῶς δὲ θέλω ψέμματα νὰ μοῦ πῆ γιὰ νὰ μὴ κάθουμαι ἄδικα στὸ Τάγμα καὶ ἂν εἶναι δάκτυλος ἐξωτερικὸς νὰ φύγω κι' ἂν δὲν εἶναι, νὰ βάλω τὰ δυνατά μου νὰ τὸ βάλω στὴ σωστὴ γραμμὴ καὶ περιμένω ἀπάντηση τὶ γνωρίζει ἀπ' ὅλα αὐτά.

Ἡ πρώτη ἀπάντησή του ἦταν ὅτι δὲν θὰ σοῦ κρύψω τίποτα, θὰ σοῦ τὰ πῶ ὅλα. Καὶ ἀρχίζει.


1) Δὲν μπορεῖς νὰ κάνεις τίποτε γιατὶ τὸ Τάγμα μου δὲν ὑπακούει στὸ Κ.Κ.Ε. οὔτε στὸν ΕΛΑΣ. Ἐμεῖς συνδεόμαστε μὲ τὴ Σερβικὴ Μακεδονία καὶ ἀπὸ κεῖ παίρνουμε καθοδήγηση μὲ συνδέσμους ποὺ μᾶς στέλνουν ταχτικὰ ὅπως τοὺς στέλνουμε καὶ μεῖς.

Πήραμε τὴν ἐντολὴ νὰ στρατολογήσουμε ὅσους μποροῦμε περισσότερους, ἀλλὰ καθαρῶς Σλαυομακεδόνες καὶ ἡ Μπιγάδα τῆς Σερβίας μᾶς χορηγεῖ (5.000) πέντε χιλιάδες ὅπλα καὶ ἀνάλογα ὁπλοπολυβόλα καὶ ἱματισμό. Πήραμε καὶ ὁρισμένο ἱματισμὸ καὶ ὁπλισμό. Ἂν ἔπαιρνα ὅλα αὐτὰ θὰ χορηγοῦσα καὶ ὁρισμένα γιὰ τὸ ὑπόλοιπο ΕΛΑΣ. Εἰς ἐρώτησή μου πῶς ὀνομάζεται αὐτὸς ἀπὸ τὴ Σερβία μὲ τὸν ὁποῖο συνδέεσαι, μοῦ ἀπαντᾶ λέγεται Ὄρσεφι καὶ πῶς αὐτὸς μᾶς ἔχει δώσει ἐντολὴ ὅτι, ὅτι ὑλικὸ θὰ στείλη, ὅλο θὰ προορίζεται ἀποκλειστικὰ γιὰ τὸ Τάγμα μου καὶ σὲ περίπτωση ποὺ θὰ θελήση νὰ μᾶς κατασχέση ὁ ΕΛΑΣ νὰ τοῦ τὰ ἐπιστρέψουμε πίσω νὰ μὴ τὰ πάρη ὁ ΕΛΑΣ. Ἡ ἐπιστράτευσή μας συνεχίζεται καὶ ἔχουμε ἄλλους 300 ἄντρες καὶ θὰ βαδίσουμε γιὰ τὴ δημιουργία Σλαυομακεδονικῆς Μεραρχίας. Τὸν ἀπαντῶ ἂν εἶναι σωστὸ αὐτὸ ποὺ κάνει καὶ ὅτι φέρνει μεγάλη διάσπαση καὶ πῶς ἡ θέση του εἶναι μὲ μᾶς καὶ ὄχι μὲ τοὺς Σέρβους, μοῦ ἀπαντᾶ τὸ ἑξῆς:

Εἶναι ἀλήθεια ὅτι ὁ Ὄρσεφ ἀκολουθεῖ Σωβινιστικὴ πολιτικὴ κι' ἐγὼ θέλω νὰ βάλω γραμμὴ καὶ Σερβικὴ καὶ Ἑλληνική.

Τοῦ εἶπα ὅτι εἶναι ὑπεύθυνος γιὰ ὅλα αὐτὰ ποὺ συμβαίνουν καὶ ποὺ θὰ συμβοῦν μετέπειτα μοῦ ἀπαντᾶ ὡς ἑξῆς ὅτι:

ἐσεῖς ἂν θέλετε νὰ μὲ χτυπήσετε ἐγὼ δὲν θὰ σᾶς



χτυπήσω, ἀλλὰ θὰ συμπτυχθῶ πρὸς τὴ Σερβία ὅπου καὶ μᾶς ἔχουν πῆ οἱ Σέρβοι ἂν «σᾶς κυνηγήσουν νὰ ἔρθετε σὲ μᾶς»

Τοῦ κάνω ἔκκληση γιὰ τελευταία φορὰ ὅτι αὐτὸ εἶναι ἐγκληματικὸ ποὺ κάνει καὶ θὰ πρέπει νὰ ἀκολουθήση ἐμᾶς, τὸν ἐγγυῶμαι ὅτι τὸ Τάγμα σου μποροῦμε νὰ τὸ ἀφίσουμε ἀρκεῖ νὰ προσχωρήση κάτω ἀπὸ τὶς ἐντολὲς τοῦ ΕΛΑΣ καὶ νὰ κόψη κάθε ἐπαφὴ μὲ τοὺς Σέρβους καὶ νὰ γίνη ἡ ἐκκαθάρισή του ἀπὸ διαφόρους Κομιτατζῆδες μοῦ ἀπαντᾶ: πὼς ἀδυνατεῖ νὰ τὸ κάνη καὶ εἶναι ἀδύνατον πλέον νὰ τὸ λύσουμε ἐμεῖς αὐτὸ τὸ ζήτημα.

Τότε μονάχα μπορεῖ νὰ λυθῆ ὅταν ἔρθη σὲ συνεννόηση τὸ Κ.Κ.Ε. μὲ τὸ Κ.Κ. Σερβίας. Τότε μονάχα μποροῦν νὰ λύσουν τὸ ζήτημα αὐτὸ ἀπὸ ποὺ νὰ καθοδηγούμαστε ἐμεῖς. Ἄλλη λύσις δὲν ὑπάρχει, ἐσὺ ἂν θέλεις μοῦ λέγει δούλεψε στὸ Τάγμα μου καὶ δημιούργησε Κ.Ο. Ἀλλὰ πάρε ὑπ' ὄψει σου ὅτι θὰ βγοῦν ὅλοι οἱ κόποι σου ἄκαρποι, δὲν πιστεύει κανεὶς στὸ Κ.Κ.Ε, διότι μᾶς ὑπεσχέθησαν νὰ κάνουμε Μεραρχίαν καὶ δὲ μᾶς ἀφήνουν τώρα.

Ἡ γνώμη μου εἶναι ὅτι πραγματικὰ ὅπως μοῦ τὰ εἶπε ἔτσι εἶναι πέρνοντας ὑπ' ὄψει μου καὶ ἄλλα ντοκουμέντα ποὺ εἶχα, ἀνταποκρίνονται πλέρια στὴν πραγματικότητα.

Εἶναι γεγονὸς ὅτι μετὰ τὴν αἰχμαλωσία ποὺ ἔγινε μιᾶς Διμοιρίας τοῦ Γκότσε ἐκ μέρους τῶν τμημάτων μας ΕΛΑΣ ἀνησύχησε πολύ, ἀστειέβοντας λέγοντάς μου ἀφοῦ ἐκεῖ συλλάβατε τμῆμα δικό μου κι' ἐγὼ πρέπει νὰ συλλάβω τὸ Ἐφεδρικὸ καὶ σένα μαζὺ ὑπονοῶντας ἐμένα εὐτυχῶς δὲ μὲ πείραξε διότι τὸν ἔδωσα τὴν πρέπουσα ἀπάντηση.

Μὲ τὴν εὐκαιρία ποὺ πῆγα στὸ Τάγμα Γκότσε εἶδα τὴν πραγματικὴ κατάσταση ποὺ ἐπικρατεῖ 1) ὅτι ἐκεῖ μέσα συγκεντρώθηκαν ὅλα τὰ ἀντιδραστικὰ στοιχεῖα ποὺ εἶχαν τεθεῖ ἐπικεφαλῆς τῆς Βουλγαρικῆς προπαγάνδας καὶ οἱ καθοδηγητὲς τοῦ Κομιτάτου ὅλοι ἐκεῖ μέσα βρίσκονται καὶ ἔχουν ἀναλάβει τὴ Διοίκηση τοῦ Τάγματος σὲ ξεχωριστὴ φράξια καὶ κρύβονται πίσω ἀπὸ τὸν Γκότσε χωρὶς ὁ Γκότσε νὰ τοὺς καταλάβει διότι καὶ σ' αὐτὰ ἐπέδρασαν αὐτοί. Οὐσιαστικὰ αὐτοὶ καθοδηγοῦν τὸ Τάγμα παρὰ ὁ Γκότσε.

Δυστυχῶς δὲν μπορεῖ νὰ τὸ καταλάβει καὶ παρασύρθηκε ἀπὸ αὐτὸ ὁ Γκότσε. Ἡ κατάσταση εἶναι χαώδης. Ἐκεῖ μέσα βρίσκουν τὸ καταφύγιό τους ὅλοι οἱ φασίστες Κομιτατζῆδες.

Ὑπογραφὴ

Σλομπόντας

Ἀκριβὲς ἀντίγραφον

Σταῦρος

Ὁ Σλομόντας, ἡγετικὸν στέλεχος τοῦ Κ.Κ.Ε., ὁμολογεῖ ὅτι εἰς τὴν Ταξιαρχίαν Γκότσε τοῦ ΕΛΑΣ «συγκεντρώθησαν ὅλα τὰ ἀντιδραστικὰ στοιχεῖα, ποὺ εἶχαν τεθῆ ἐπὶ κεφαλῆς τῆς βουλγαρικῆς προπαγάνδας καὶ οἱ καθοδηγητὲς τοῦ Κομιτάτου».

Ο ΕΛΑΣ ΜΑΚΕΔΟΝΙΑΣ ΚΑΙ ΟΙ ΓΕΡΜΑΝΟΙ

Στρατιωτικὸν Σύμφωνον Γερμανῶν - ΕΛΑΣ

«Οἱ κάτωθι ὑπογεγραμμένοι 1) Καπετὰν Κῖτσος, Διοικητὴς 2ου Τάγματος 31ου Συντάγματος ΕΛΑΣ, ἐνεργῶντας ὡς ἀντιπρόσωπος τῆς Ο. Μ. Μ. (Ὁμάδος Μεραρχιῶν Μακεδονίας) μὲ ἐξουσιοδότησι τοῦ μεράρχου ΧΙ Μεραρχίας Λασσάνη καὶ 2) ταγματάρχης Ἔριχ Φένσκε διοικητὴς τῆς μονάδος 31756, ὡς ἐκπρόσωπος τῶν ἐνόπλων γερμανικῶν δυνάμεων τῆς στρατιᾶς Αἰγαίου, συνελθόντες σήμερα τὴν 1ην Σεπτεμβρίου 1944 στὸ χωριὸ Λειβάδι περιφερείας Θεσσαλονίκης συνεφωνήσαμεν τὰ παρακάτω:

1ον) Ὁ ΕΛΑΣ ἀναλαμβάνει τὴν ὑποχρέωσι νὰ μὴ ἐμποδίση τὴν ὑποχώρησι τοῦ γερμανικοῦ στρατοῦ στὴν περιοχὴ τῆς Ο.Μ.Μ. μπαίνοντας σὲ κάθε ἐκκενούμενο τμῆμα μετὰ τὴν ἀναχώρησι καὶ τοῦ τελευταίου γερμανοῦ στρατιώτου.

2ον) Παράλληλα ἡ γερμανικὴ Α.Σ.Δ.Μ.Α. ὑποχρεοῦται νὰ διατάξη τὴν ἀποχώρησι τῶν ταγμάτων ἀσφαλείας ἀπὸ τὴν πόλι τῆς Θεσσαλονίκης τὴν ὁποίαν καὶ θὰ παραδώση στὸν ἐ φ ε δ ρ ι κ ὸ ν ΕΛΑΣ καὶ στὴν π ο λ ι τ ι κ ὴ ν ὀ ρ γ ά ν ω σ ι τ ο ῦ Ε Α Μ σύμφωνα μὲ λεπτομερειακὸ σχέδιο ποὺ τὰ δύο συμβαλλόμενα μέρη (Ο.Μ.Μ. - ΕΑΜ καὶ Γ.Α.Σ.Δ.Μ.Α.) θὰ καθορίσουν.

3ον) Ὁ ΕΛΑΣ ἐγγυᾶται γιὰ τὴ ζωὴ τῶν Γερμανῶν στρατιωτῶν ποὺ προσχώρησαν εἰς τὰς τάξεις του, φτάνει νὰ ὑποσχεθοῦν πὼς θὰ πολεμήσουν στὸ πλευρό του ἐνάντια σὲ οἱονδήποτε ἐχθρὸν τοῦ Λαϊκοῦ Στρατοῦ.

4ον) Ὁ ΕΛΑΣ δ ὲ ν φ έ ρ ν ε ι κ α μ μ ι ὰ ε ὐ θ ύ ν η ἂν ἀντιλαϊκὲς προδοτικὲς ὁμάδες ἐπιτεθοῦν κατὰ γερμανικῶν δυνάμεων.

5ον) Ἡ Γ.Α.Σ.Δ.Μ.Α. θ ὰ π α ρ α χ ω ρ ή σ η σ τ ὸ ν ΕΛΑΣ β α ρ ὺ ὁ π λ ι σ μ ὸ καὶ ἀνάλογο πολεμικὸ ὑλικὸ γιὰ τὴν ἐξουδετέρωσι τῶν παραπάνω ὁμάδων.

6ον) Ὁ ΕΛΑΣ μὲ τοὺς ὅρους αὐτοὺς καὶ μ ὲ τ ὴ ν σ υ ν ε ρ γ α σ ί α τ ῶ ν Β ο υ λ γ α ρ ι κ ῶ ν κ α ὶ Ἀ λ β α ν ι κ ῶ ν π α ρ τ ι ζ ά ν ι κ ω ν τμημάτων ἀναλαμβάνει τὴν καταπολέμησι τῶν ἀ ν τ ι λ α ϊ κ ῶ ν π α ρ τ ι ζ ά ν ι κ ω ν ὁμάδων.


Τὸ σύμφωνο αὐτὸ γράφηκε σὲ δύο, τὸ ἕνα στὴν ἑλληνικὴ γλῶσσα, καὶ τὸ παρέλαβε ὁ ταγματάρχης Ἔριχ Φένσκε, καὶ τὸ δεύτερο στὴν γερμανικὴ καὶ τὸ παρέλαβε ὁ καπετὰν Κῖτσος.

Λειβάδι 1 Σεπτεμβρίου 1944

Ὁ ἀντιπρόσωπος τῆς Ο. Μ. Μ.	Γιὰ τὴν Γ. Α. Σ. Δ. Μ. Α.
Καπετὰν Κῖτσος	Ἔριχ Φένσκε»

Κείμενον τοῦ Μυστικοῦ Συμφώνου ΕΑΜ - Γερμανικοῦ Στρατηγείου Θεσσαλονίκης, τὸ πρωτότυπον τοῦ ὁποίου κατετέθη ὑπὸ τοῦ Ἐθνικοῦ Συνδέσμου Ἐλασιτῶν Μακεδονίας - Θράκης εἰς τὴν ἐξεταστικὴν Ἐπιτροπὴν τοῦ Ο.Η.Ε. εἰς Θεσσαλονίκην.

Τὸ πρωτότυπον τοῦ ἀνωτέρω ἐγγράφου ἐξετέθη εἰς τὴν ἐν Θεσσαλονίκῃ ἔκθεσιν πειστηρίων ἐν φωτοτυπίᾳ, συνοδευόμενον καὶ ὑπὸ τοῦ πρωτοτύπου τῆς προσκλήσεως ἣν ἀπηύθυνεν ὁ Καπετὰν Κῖτσος πρὸς τὸν Γερμανὸν ἀξιωματικὸν διὰ τὴν ὑπο- [illegible]



Ε.Λ.Α.Σ.
II/Τάγμα
31 Σύνταγμα

Πρός
τόν κ. Ταγματάρχην Γερμανικοῦ Τμήμα-τος Βασιλικῶν.
Εἰς Βασιλικά


Κε Ταγματάρχα

Ἀπόψε σᾶς περιμένω στήν θέσιν Καλόγηρος(Λειβάδι) καί περί ὥραν 10 18ην διά νά συζητήσωμεν γιά ὑποθέσεις πού ἀφοροῦν ἐσᾶς προσωπικῶς.

Τῇ 1 - 9 - 44
Ὁ Διοικητής τοῦ Τάγματος

Κ. Κῖτσος

Τὸ ἔγγραφον τοῦ ΕΛΑΣ πρὸς τὸν Γερμανὸν ταγματάρχην Ἔριχ Φένσκε, διὰ τὴν ὑπογραφὴν τοῦ συμφώνου ΕΛΑΣ—Βέρμαχτ εἰς τὸ Λειβάδι, ὑπογράφεται ἀπὸ τὸν «καπετὰν Κίτσο» (Κωνσταντῖνον Τσοτάκην, ὑποψήφιον βουλευτὴν τῆς ΕΔΑ εἰς τὴν Καβάλαν). Τὸ γερμανοκομμουνιστικὸν σύμφωνον διεψεύδετο ἀπὸ τὸ Κ.Κ.Ε., ἀλλά...



ΝΕΟΣ ΚΟΣΜΟΣ

ΕΠΙΘΕΩΡΗΣΗ ΓΙΑ ΤΑ ΕΛΛΗΝΙΚΑ ΚΑΙ ΤΑ ΔΙΕΘΝΗ ΠΡΟΒΛΗΜΑΤΑ

...[illegible]ωθηκε ἀπό γραμματέας τῆς ΚΟ Θεσσαλονίκης (ἔκαμε στό 1943-44). Ἡ ὀργάνωση αὐτή παράδερνε στό σεχταρισμό.

β) Ὅταν ἦταν ὀργανωτικός γραμματέας τοῦ Γραφείου Περιοχῆς Μακεδονίας-Θράκης τοῦ ΚΚΕ (1945-46):

—Ἔκρυβε ἀπό τό Κόμμα ὅτι πολλές ὀργανώσεις ἦταν διαλυμένες.

—Στήν ΚΟ Θεσσαλονίκης ὑπῆρχαν πολλοί χαφιέδες (ἀκόμα καί μέλη τῆς ΚΕ καί πολλοί γραμματεῖς ΚΟΒ).

—Ἔβαζε ὁ ἴδιος στόν τεχνικό μηχανισμό τοῦ Γραφείου Περιοχῆς ὕποπτα καί χαφιεδικά στοιχεῖα, πού μᾶς ἔδωσαν πολλά χτυπήματα. Στή διαχείριση τῶν οἰκονομικῶν τοῦ Γραφείου Περιοχῆς Μακεδονίας συγκέντρωσε ὅ,τι χαφιεδικό καί ὕποπτο στοιχεῖο ὑπῆρχε (σάν τόν Καφαντάρη Ἀλικ. Τζίζη μέ τά κασέρια, τόν τροτσκιστή Ξακουριτίδη) ἐξασίτες καί ἄλλους πράχτορες τῆς Ἰντέλιτζενς Σέρβις ἀνοιχτούς χαφιέδες τῆς Εἰδικῆς Ἀσφάλειας Θεσσαλονίκης πού διαχειρίζονταν καί σπαταλοῦσαν τήν Κομματική περιουσία.

—Δημιουργοῦσε σχέσεις μέ πολλές καί ὕποπτες γυναῖκες: ἔτσι π.χ. εἶχε σχέσεις μέ τήν Μυκώνα (πού ἡ ἴδια ἡ γυναίκα τοῦ Μάρκου τήν ἀποκαλοῦσε πόρνη) μέ τήν κουνιάδα τοῦ Καραμαούνα (πού ἦταν πράχτορας τῆν Ἰντέλιτζενς Σέρβις) μέ τήν Ἀναστασιάδου Ἄννα πού δούλευε στή «Λαϊκή Φωνή», πού ὑπάρ-

[illegible] Σύνταγμα τῆς Χαλκιδικῆς (ἀπ' αὐτά πού ὑπάγονταν στή δικαιοδοσία του) ὑπόγραφε συμφωνία μέ τούς γερμανούς. Ὁ Μάρκος πού βρισκόταν τότε στή Χαλκιδική δέν πῆρε κανένα μέτρο.

γ) Ἔκαμε διαπραγματεύσεις μέ τούς γερμανούς, ὅταν φεύγανε, γιά παράδοση καί δέν τούς χτύπησε.

δ) Ἄφησε (στήν ἴδια περίοδο) αἰχμαλώτους γερμανούς μέ ὑπόδειξη τοῦ Βέγκερ, διευθυντή τοῦ Ἐρυθροῦ Σταυροῦ στή Μακεδονία. Μάλιστα τούς ἔδωσε καί τήν μοτοσυκλέττα τους, ἐπειδή, ὅπως εἶπε, ὑπῆρχε κίνδυνος νά χτυπηθοῦν οἱ γερμανοί.

ε) Τό Δεκέμβρη τοῦ 1944, ὅταν ὁ λαός τῆς Ἀθήνας-Πειραιᾶ πάλαιβε μέ τά ὅπλα ἐνάντια στούς ἄγγλους ἰμπεριαλιστές, ὁ Μάρκος πού εἶχε τότε στά χέρια του τρεῖς μεραρχίες τοῦ ΕΛΑΣ, ἄφησε μιά ταξιαρχία ἀγγλική νά φύγει ἀνενόχλητη ἀπό τή Θεσσαλονίκη καί νά χτυπήσει τό λαό τῆς Ἀθήνας.


4. Στήν περίοδο τοῦ ΔΣΕ ἐκδήλωσε τίς περισσότερες ἀδυναμίες μέ τελική κατάληξη τό τελικό σπάσιμό του.

α) Ἀνακοίνωσε ὅτι φεύγει γιά τό βουνό στήν ἐρωμένη του Καραμαούνα, πράχτορα τῆς Ἰντέλιτζενς Σέρβις. Τῆς ἀνακοίνωσε ἀκόμα ὅτι ἀναλαβαίνει τήν καθοδήγηση τοῦ ΔΣΕ. Ὁ Μάρκος ἤξερε ὅτι αὐτή ἦταν πράχτορας τῆς Ἰντέλιτζενς Σέρβις.

β) Πρίν φύγει ἀπό τή Θεσσαλονίκη, καθόρισε νά μπεῖ ἐπικεφαλῆς τοῦ ΔΣΕ στήν Ἀνατολική


ΝΕΟΣ ΚΟΣΜΟΣ τεύχος 9ον Σεπτεμβρίου 1950 713

...ἐπεβεβαιώθη, ἀργότερον ἀπὸ τὸ ἴδιον τὸ ΚΚΕ. μὲ δημοσίευμα τοῦ ἐπισήμου ὀργάνου του «Νέος Κόσμος» (τεῦχος 9ον, Σεπτεμβρίου 1950). Ἡ ἐπιβεβαίωσις περιέχεται εἰς τὰς στήλας: «Ὑλικὸ γιὰ τὴ γενικὴ κομματικὴ συνδιάσκεψη — μερικὰ τοιχεῖα γιὰ τὸ Μάρκο Βαφειάδη», τὸν πρῶτον ἀρχηγὸν τῶν κομμουνιστικῶν συμμοριῶν: «Τὸ Σύνταγμα τῆς Χαλκιδικῆς ὑπέψραψε συμφωνία μὲ τοὺς Γερμανούς»!



Τὸ πρωτότυπον τοῦ Συμφώνου ΕΛΑΣ—Γερμανῶν, τὸ ὁποῖον ὑπεγράφη τὴν 1ην Σεπτεμβρίου 1944. Τὸ Κ.Κ.Ε. παρεδέχθη ὅτι ὁ καπετάνιος τῆς Ὁμάδος Μεραρχιῶν τοῦ ΕΛΑΣ Μακεδονίας «ἔκαμε διαπραγματεύσεις μὲ τοὺς Γερμανούς, ὅταν φεύγανε, γιὰ παράδοση καὶ δὲν τοὺς χτύπησε» («Νέος Κόσμος», 9ον τεῦχος, Σεπτεμβρίου 1950).

Η ΓΚΕΣΤΑΠΟ ΣΥΝΕΡΓΑΖΕΤΑΙ ΜΕ ΤΟ ΚΚΕ



[illegible] ΚΟΜΜΑ ΕΛΛΑΔΟΣ
[illegible] ΓΡΑΦΕΙΟ

Ἀρ. [illegible]

Γιά
τό Γραμματέα τῆς Ἐπιτροπῆς Πόλης

Ὕστερα ἀπό διαπραγματεύσεις μέ τή Γερμανική Διοίκηση κατα- λήξαμε μαζί της σέ συμφωνίες πού θά πρέπη στό μέλλον νά τίς ἐφαρμόσουμε πιστά γιατί αὐτό ἐπιβάλλουν τά κομματικά μας συμφέροντα. Σύμφωνα μ'αὐτές κάθε "σαμποτάζ" ἤ ὁποιαδήποτε ἄλλη ἐνέργειά μας ἐνάντια ὁπλιτῶν ἤ [illegible] τοῦ Στρατοῦ κατοχῆς θά γίνεται ὕστερα ἀπό σχετικές ὁδηγίες τοῦ ἀρχηγοῦ τῆς Γκεστάπο. Δόστε ἑπομένως [illegible] Ἀχτίδες νά πάρουν στό ἑξῆς οἱ ξεκάθαρες [illegible]. [illegible] μας ἐξασφαλίστηκε ἀρκετός. Σάν ὑπεύθυνο γιά τή δουλειά [illegible] Γερμανική Διοίκηση [illegible] τόν Ταγματάρχη Ὄττο τοῦ [illegible] Ἀκόμα ἀνάλαβαν τήν ὑποχρέωση νά μᾶς εἰδοποιοῦν γιά τά μπλόκα καί τίς συλλήψεις ὥστε κανείς νά μήν διατρέχη κίνδυνος [illegible] λη τῆς ὀργάνωσης μας. Παράλληλη ὑποχρέωση ἀναλάβαμε καί μεῖς γιά τήν περίπτωση τῆς ἀποχώρησης τους ἀπό τήν Ἑλλάδα. Κανένας δέν πρέπει νά ἐνοχληθῆ.

Ο ΓΡΑΜΜΑΤΕΑΣ

ΑΘΗΝΑ 1[illegible]/5/44

Γ. ΣΙΑΝΤΟΣ

Συμφωνίας μετὰ τῶν Γερμανῶν συνῆψε καὶ αὐτὴ ἡ ἡγεσία τοῦ Κ.Κ.Ε., εἰς τὰς Ἀθήνας. Ὁ Σιάντος καὶ ἡ Γκεσταπὸ ἀπεφάσισαν, ὅπως αἱ γερμανικαὶ ἀρχαὶ εἰδοποιοῦν τοὺς κομμουνιστὰς διὰ νὰ ἀποφεύγουν τὰ περίφημα «μπλόκα»: «Κανένας Γερμανός, δὲν πρέπει νὰ ἐνοχληθῇ». γράφει ὁ Σιάντος.

ΤΟ Κ.Κ.Ε. ΚΑΙ ΤΟ Κ.Κ. ΒΟΥΛΓΑΡΙΑΣ

Βαλκανικὴ Ἕνωσις Σοβιετικῶν Δημοκρατιῶν.

«ΣΥΜΦΩΝΗΤΙΚΟΝ

Τὸ Κομμουνιστικὸν Κόμμα Ἑλλάδας καὶ τὸ Κομμουνιστικὸν Κόμμα Βουλγαρίας, ὕστερα ἀπὸ τὴν διάλυση τῆς Κομ. Διεθν. ἔχοντας ὑπ' ὄψη τὴν ὡς τώρα πολιτικὴν γραμμὴν τῆς Κομ. Διεθν. καὶ τὶς τελευταῖες ὁδηγίες της καὶ μὲ τὴν ἐπιθυμίαν νὰ ἐργασθοῦν ἀπὸ κοινοῦ γιὰ τὴν ταχύτερη καὶ ἀποτελεσματικώτερη δράση της μὲ τελικὸ σκοπὸ τὴν ἐγκαθίδρυση στὴν Βαλακανικήν, Ἕνωσης Σοβιετικῆς Δημοκρατίας καὶ νὰ λύσουν μιὰ γιὰ πάντα τὶς διαφορὲς ἀνάμεσα στοὺς λαοὺς τῆς Βαλκανικῆς, ἀποφασίζουν μὲ τοὺς ἀντιπροσώπους των ποὺ ὑπογράφουν τὸ σύμφωνον αὐτό:

1ον) Τοῦ συντρόφου Γιάννη Ἰωαννίδη ἐκ μέρους τοῦ Κ.Κ.Ε. καὶ

2ον) τοῦ συντρόφου Δουσὰν Δασκάλωφ ἐκ μέρους τοῦ Κ. Κ. Β. τὰ ἑξῆς:

1) Τελικὸς σκοπὸς καὶ τῶν δύο κομμάτων καθορίζεται ἡ ἐγκαθίδρυση στὴ Βαλκανικὴ Ἕνωσης Σοβιετικῶν Δημοκρατιῶν, ποὺ θὰ περιλαμβάνει τὴν Ἑλλάδα, τὴν Μακεδονία καὶ τὴν Σερβία.

2) Τὸ Κ. Κ. Ἑλλάδος καὶ Βουλγαρίας εἶναι ἐλεύθερα νὰ κανονίσουν τὴν τακτικὴ τῆς δράσης τους γιὰ νὰ φθάσουν στὸν τελικὸ σκοπὸ ὅπως αὐτὰ νομίζουν καλλίτερα.

3) Γιὰ τὴν ἀσφάλεια τῶν συνόρων ἀπὸ Β. καὶ τὰ δύο κόμματα θὰ ἐργασθοῦν ὥστε τὰ σύνορα τῆς Βουλγαρίας καὶ τῆς Σερβίας νὰ πιάνουν ἀπὸ τὸ Δούναβη μὲ τέλος Β. τοῦ Φιοῦμε στὴν Ἀδριατική.

4) Στὴ Βουλγαρία θὰ δοθεῖ διέξοδος ἐδαφικὴ στὸ Αἰγαῖο.

5) Ἡ Ἰσταμποὺλ καὶ τὰ στενὰ τῶν Δαρδανελλίων νὰ ἀποτελέσουν ἀνεξάρτητη καὶ αὐτόνομη Δημοκρατία ὑπὸ τὸν ἔλεγχο τῆς Ε. Σ. Σ. Δ. Ρωσσίας.

6) Ἡ Μακεδονία, ἡ Ἑλληνική, Βουλγαρικὴ καὶ Σερβική, δηλαδὴ ἡ χώρα ποὺ συμπεριλαμβάνεται μέσα στὸ ποταμὸ Νέστο καὶ τὸ ὄρος Ροδόπη, τὰ ὄρη Ρῦλα, Ὀσνικὼφ Σὰρ (Σκάρδος) ἀπὸ Β. τὶς Ἀλβανικὲς Ἄλπεις καὶ τὴν Πίνδο ἀπὸ Δυσμὰς τὸ ὄρος Ὄλυμπος καὶ τὸ Αἰγαῖο ἀπὸ Νότον μὲ τὴν νῆσον Θάσον θὰ ἀποτελέσουν ἀνεξάρτητη Αὐτόνομη Σοβ. Δημοκρατία μέσα στὴν Ἕνωση Σ. Σ. Δ. τῆς Βαλκανικῆς.

Ἐπίσημη γλῶσσα θὰ εἶναι ἡ ἑλληνικὴ καὶ βουλγαρική.

Τὸ σύμφωνο αὐτὸ διατυπώθηκε ἑλληνικὰ καὶ βουλγαρικά.

Πετρίτσι 12 Ἰούλη 1943

Γιὰ τὸ Κ. Κ. Ε.
(ὑπ.) Γιάννης Ἰωαννίδης

Γιὰ τὸ Κ. Κ. Β.
(ὑπ.) Δουσὰν Δασκάλωφ»

(Ἀκριβὲς ἀντίγραφον ἐκ τοῦ εὑρεθέντος εἰς τὸ χωρίον Μπούλα Κομμουνιστικοῦ Ἀρχείου).

Σύμφωνον Κ.Κ.Ε. καὶ Βουλγαρικοῦ στρατοῦ κατοχῆς

«Σήμερον τὴν 20ὴν Σεπτεμβρίου τοῦ 1944 ἐν Μεσισσοχωρίῳ Μακεδονίας οἱ ὑπογεγραμμένοι ἀντιπρόσωποι τοῦ Κ.Κ.Ε., τοῦ Βουλγαρικοῦ Στρατοῦ, τοῦ Ε.Λ.Α.Σ. καὶ τῆς Π.Ε. Ε.Α. συνεφωνήσαμε καὶ ἀποφασίσαμε τὰ κάτωθι, πρὸς ἐνίσχυσιν τοῦ κοινοῦ ἀπελευθερωτικοῦ μας ἀγῶνος καθὼς καὶ διὰ τὴν μελλοντικήν μας συνεργασίαν.

ΑΡΘΡΟΝ 1ον. Ἄμεσος ὑποστήριξις τοῦ Ε.Λ.Α.Σ. μὲ πολεμικὸν ὑλικὸν διὰ τοῦ Βουλγαρικοῦ Στρατοῦ.

ΑΡΘΡΟΝ 2ον. Ὁ Βουλγαρικὸς Στρατὸς δὲν θὰ ἐπιτεθῇ κατὰ τοῦ Ε.Λ.Α.Σ. καὶ θὰ ὑποστηρίξῃ τὰς ἐπιχειρήσεις του καὶ ἐναντίον Κυβερνητικῶν Στρατευμάτων καὶ ἐναντίον Ἐθνικιστικῶν Σωμάτων.

ΑΡΘΡΟΝ 3ον. Κατὰ τὴν Ἀγγλοαμερικανικὴν ἀπόβασιν ἐν Ἑλλάδι ὁ ΕΛΑΣ ὑποχρεοῦται νὰ συμπεριλάβῃ εἰς τὰς τάξεις του Βουλγαρικὰ Στρατεύματα καὶ νὰ τὰ ὑποστηρίξῃ.

ΑΡΘΡΟΝ 4ον. Κατὰ τὴν ἀπόβασιν θὰ ἑνωθοῦν τὰ Βουλγαρικὰ Στρατεύματα καὶ ὁ Ε.Λ.Α.Σ.

ΑΡΘΡΟΝ 5ον. Ὁ Ε.Λ.Α.Σ. ὑποχρεοῦται ἐν περιπτώσει ὑποχωρήσεως νὰ ὑποστηρίξῃ τὰ Βουλγαρικὰ Στρατεύματα μέχρι τῶν συνόρων.

ΑΡΘΡΟΝ 6ον. Ὅλο τὸ Βουλγαρικὸ πολεμικὸ ὑλικὸ τὸ εὑρισκόμενον εἰς Μακεδοδονίαν καὶ Θράκην θὰ παραχωρηθῇ εἰς τὸν Ε.Λ.Α.Σ.

ΑΡΘΡΟΝ 7ον. Ὁ Ε.Λ.Α.Σ. ἀναλαμβάνει τὸν ἐφωδιασμὸν τοῦ Βουλγαρικοῦ Στρατοῦ.

ΑΡΘΡΟΝ 8ον. Ὁ Ε.Λ.Α.Σ. ἀναλαμβάνει τὴν προστασίαν τῆς Βουλγαρικῆς μειονότητος καὶ τῆς περιουσίας αὐτῆς καὶ θὰ διευκολύνῃ ἐφ' ὅσον αὕτη θὰ ζητήσῃ τὴν ἀναχώρησίν της εἰς τὴν Βουλγαρίαν, συναποκομίζουσα καὶ τὴν περιουσίαν της.

ΑΡΘΡΟΝ 9ον. Ἀπὸ κοινοῦ ἀγὼν ἐναντίον ἐκείνων ποὺ ἐναντιοῦνται εἰς τὸν Ε.Λ.Α.Σ. καὶ τὸ Κ.Κ.Ε.

ΑΡΘΡΟΝ 10ον. Τὸ Ε.Α.Μ. τὸ Κ.Κ.Ε. καὶ ὁ Ε.Λ.Α.Σ. ἀναλαμβάνουν νὰ σχηματίσουν μίαν Διεθνῆ Μακεδονίαν μετὰ τὸ τέλος τοῦ πολέμου.

ΑΡΘΡΟΝ 11ον. Κατάργησις συνόρων μεταξὺ Βουλγαρίας—Ἑλλάδος καὶ Σερβίας.

ΑΡΘΡΟΝ 12ον. Οὐδεὶς Βούλγαρος θὰ συλληφθῇ ἐν Μακεδονίᾳ καὶ Θράκῃ ἀπὸ τὸν Ε.Λ.Α.Σ.

Ἐν Μελισσοχωρίῳ τὴν 20η-9-1944


Διὰ τὸ Κ.Κ. Βουλγαρίας : Φιλίπποβιτς, Γραμματεὺς Βουλγαρικῆς Λέσχης


Διὰ τὸν Βουλγαρικὸν Στρατόν : Γιούνωφ, Ὑπολοχαγὸς


Διὰ τὸν Ε.Λ.Α.Σ. : Αὐγερινὸς


Διὰ τὴν Π.Ε.Ε.Α. : Στασινόπουλος»

ΤΟ Κ.Κ.Ε. ΚΑΙ ΟΙ ΒΟΥΛΓΑΡΟΙ ΑΠΕΙΛΟΥΝ ΤΟΥΣ ΕΛΛΗΝΑΣ









Ε.Λ.Α.Σ.

ΧΙ ΜΕΡΑΡΧΙΑ

19)IX)44

1)26

Π α τ ρ ι ῶ τ ε ς

Καλὴ Λευτεριά

Κατόπιν ἀποφάσεως τῶν συμμαχικῶν Βουλγαρικῶν δυνάμεων καὶ τοῦ Τάγματός μας ὡς καὶ τῶν διαταγῶν καὶ ἐντολῶν τῆς ἐθνικῆς Κυβερνήσεως (ΚΑ·Ι·ΡΟΝ) ὡς καὶ τοῦ Στρατηγείου Μέσης 'Ανατολῆς Στρατηγοῦ (Οὐΐλσων) παρακαλεῖσθαι ὅπως αἱ ἔνοπλοι δυνάμεις τῶν χωρίων Μπάσρας —Τσερεπλιάνης—Κορμίτσας καὶ Νικησάνης ὡς καὶ τῶν τυχὸν εὑρισκομένων στὸ βουνὸ νὰ προσέλθωσι ἐντὸς (2) δύο ὡρῶν εἰς Μπάσραν καὶ καταθέσωσι τὸν ὁπλισμόν των καὶ ἐγγυώμεθα τὴν ζωὴν καὶ τὴν ἀσφάλειαν τῆς περιουσίας τῆς ζωῆς καὶ τῆς τιμῆς τῶν οἰκογεειῶν των.

Σε περίπτωσι ποὺ δὲν θέλετε συμμορφωθῇ ἐντὸς μιᾶς (1) ὥρας ἀπὸ τῆς λήψεως τῆς παρούσης ὁ ἄμαχος πληθυσμὸς νὰ ἐκκενώσῃ τὰ ἀναφερόμενα χωρία πρὸς ἀποφυγὴν αἱματοχυσίας καθ' ὅτι τὰ χωρία ταῦτα διὰ Πυρ)κοῦ καὶ δυνάμεών μας καὶ Βουλγαρικῶν τοιούτων θέλουσι καταστραφῇ ἐκ θεμελίων.

Διὰ τὴν συνεννόησιν παρακαλοῦμεν ὅπως προσέλθῃ ἀντιπροσωπεία ἐκ 3 ἀξ)κῶν ἢ καπεταναρέων τῶν ἐνόπλων δυνάμεων. Πᾶσα ἀποσιώπησίς σας θὰ σημάνῃ τὴν ἄμεσον ἔναρξιν ἐχθροπραξιῶν σὲ βάρος τῆς πατρίδος μας καὶ τοῦ λαοῦ.

Τὴν ἀνακοίνωσιν ταύτην νὰ γνωστοποιήσητε πρὸς ὅλα γενικῶς τὰ ἔνοπλα τμήματά σας καὶ τοὺς πληθυσμοὺς τῶν ἀναφερομένων χωρίων, ἡ δὲ αἱματοχυσία θὰ βαρύνῃ στὴν 'Ιστορία μας ὑμᾶς καὶ μόνον.

Πρώτη 19 Σ)βρίου 1944

'Ο 'Υπεύθυνος
Γεροδῆμος
Ταγμ)χης

Η ΔΥΤΙΚΗ ΜΑΚΕΔΟΝΙΑ ΕΚΧΩΡΕΙΤΑΙ ΕΙΣ ΤΗΝ ΣΝΟΦ

Τὸν Ἰανουάριον τοῦ 1944 ὑπεγράφη εἰς Καρυδιὲς Ἐδέσσης τὸ κάτωθι σύμφωνον μεταξὺ τοῦ Βουλγάρου λοχαγοῦ καὶ ἐγκληματίου πολέμου Κάλτσεφ, καὶ τοῦ Ἀνδρέα Τζίμα, ἐκ τῶν ἡγετῶν τοῦ Κ.Κ.Ε. καὶ τοῦ Ε.Α.Μ. (Ὁ Τζίμας ἀπηλευθερώθη ἀπὸ τὰς φυλακὰς Ἀκροναυπλίας τὸν Ἰούνιον τοῦ 1941 ἀπὸ τὴν Γκὲ-Ἐφ-Πὲ καὶ τὸν ἐκπρόσωπον τῆς ἐν Ἀθήναις Πρεσβείας τῆς Βουλγαρίας).

«1) Αἱ ἐπαρχίαι Κιλκίς, Παιωνίας, Ἀλμωπίας, Γιαννιτσῶν, Ἐδέσσης, Ἀρδαίας, Φλωρίνης καὶ Καστοριᾶς ἐκχωροῦνται ἀπὸ τὸ ΕΑΜ—ΕΛΑΣ ὡς ζώνη δράσεως τοῦ ΣΝΟΦ.

2) Τὸ ΣΝΟΦ ἔχει τὸ δικαίωμα νὰ ἐπεκτείνει τὴ ζώνη τῆς δράσης του καὶ σὲ ἄλλες νοτιώτερες ἐπαρχίες ὕστερα ἀπὸ τὴν ἐξασφάλιση πλήρους κυριαρχίας στὶς παραπάνω ἐπαρχίες.

3) Ὁ Βουλγαρικὸς Στρατὸς κατοχῆς τῆς Μακεδονίας παίρνει τὴν ὑποχρέωση νὰ καταλάβει τὰ ἀστικὰ κέντρα τῆς Μακεδονίας ὕστερα ἀπὸ τὴν ἀποχώρηση τῶν Γερμανῶν καὶ τὴν παράδοση τούτων εἰς τὰς ἀρχὰς τοῦ ΕΑΜ.


4) Ἀποφασίζουν ἀπὸ κοινοῦ ΕΑΜ καὶ ΣΝΟΦ τὴν δημιουργία αὐτονόμου Μακεδονικοῦ Κράτους Σοβιετικῆς Ὀργάνωσης τὸ ὁποῖον θὰ ζητήσει νὰ μπεῖ κάτω ἀπὸ τὴν προστασία τῆς Ρωσίας.

5) Γιὰ τὴν ἐνίσχυση ΕΑΜ—ΣΝΟΦ ἀναλαμβάνεται ἡ ὑποχρέωση τῆς πλαισίωσης τῆς Διεθνοῦς Μεραρχίας ποὺ θὰ ἱδρυθεῖ στὸ Καϊμακτσαλὰν ἀπὸ Βουλγάρους ἀξιωματικοὺς καὶ ὁ ἐφοδιασμός της μὲ πυρομαχικά.

6) Νὰ φροντίσουν οἱ Βούλγαροι γιὰ τὴν κατασυκοφάντηση κάθε δυναμικοῦ ἐθνικιστικοῦ στοιχείου στὶς ἀρχὲς κατοχῆς, ὥστε νὰ μὴ ἀναπτυχθεῖ ἐθνικιστικὴ κίνηση. Καθιερώθη τέλος ὡς σημαία τῆς Σοβ. Δημ. Μακεδονίας ἡ βουλγαρικὴ τοιαύτη, μὲ ἀντίθετον φορὰν τῶν χρωμάτων καὶ μὲ ἀστέρια εἰς τὸ κέντρον».

ΚΑΛΤΣΕΦ

ΤΖΙΜΑΣ



Κοινὰ συνθήματα τοῦ Κ.Κ.Ε. καὶ τῶν Βουλγάρων, εἰς ἑλληνικὴν καὶ βουλγαρικὴν γλῶσσαν, εἰς χωρίον τῆς Μακεδονίας.

Ο ΔΙΟΙΚΗΤΗΣ ΤΗΣ VI ΜΕΡΑΡΧΙΑΣ ΤΟΥ ΕΛΑΣ ΔΟΣΙΛΟΓΟΣ

Ἀριθ.1119 — Ξάνθη τῇ 26 Ἰουλίου 1945

Ὁ
Ταγ/χης Κουτρίδης Παναγ.
Πρός
Τήν Στρατ.Δ/σιν Ἀλεξανδρουπόλεως (μέσῳ 135 Τάγματος)
Εἰς Ἀλεξανδρούπολιν

"Περί τοῦ Κωνσταντάρα κρατουμένου ὡς δοσιλόγου εἰς φυλακάς Καβάλλας."

Λαμβάνω τήν τιμήν ν' ἀναφέρω ὑμῖν, ὅτι χθές ἀνέγνωσα εἰς τήν ἐφημερίδα "Νίκη" Καβάλλας ὅτι κρατεῖται εἰς τάς φυλακάς Καβάλλας ὡς δοσίλογος ὁ Λοχαγός Κωνσταντάρας καί ὁ ὁποῖος κατά τήν γνώμην τῆς ἐφημερίδος τυγχάνει ἥρως ἀγωνισθείς κατά τοῦ κατακτητοῦ διά τήν σωτηρίαν τῆς Πατρίδος.-

Ὁ ἀνωτέρω Λοχαγός ὡς εἶμαι εἰς θέσιν νά γνωρίζω ὄχι μόνον δέν ἐφρόντισε ὑπέρ τῆς Πατρίδος του, ἀλλά καί κατεπρόδωσε ταύτην συνεργασθείς μέ τούς Βουλγάρους διά τήν ἐξόντωσιν τῶν Εθνικῶν ὁμάδων Ἑλλήνων ἀνταρτῶν Ἀν.Μακεδονίας καί Θράκης ὡς καί πάντα ἰδιώτην ἔχοντα ἑλληνικήν συνείδησιν, αἱ ὁμάδες ἀγωνιζόμενοι ὑπέρ τῶν Ἐθνικῶν ἰδεωδῶν καί διευθυνόμενοι ὑπό ΑΞ/κοῦ τῆς μεγάλης μας Συμμάχου Ἀγγλίας, ἐλάμβανον δέ διαταγάς ἀπ' εὐθείας ἀπό τό Στρατηγεῖον Μέσης Ἀνατολῆς καί τῆς ἐν Καίρῳ Ἑλληνικῆς Κυβερνήσεως.-

Ὁ Λοχαγός Κωνσταντάρας ἐτόλμησε καί ἔπραξε τό ἀνόσιμά του πρό τοῦ ἀειμνήστου Συν/χου Ἀβδελᾶ Βασιλείου, τόν ὁποῖον ἐν τέλει διά δόλου συνέλαβε παρέδωσε εἰς χεῖρας τῶν δημίων τοῦ ΕΛΑΣ, οἵτινες ἐντός ὀκτώ ἡμερῶν δι' οἰκτρῶν βασανιστηρίων ξυλοδαρμοῦ κ.λ.π. ἐξετέλεσαν τοῦτον.-

Τά περί τῶν βασανιστηρίων μοῦ ἀφηγήθη γυνή τις συγκρατουμένη ἐν τοῖς κρατητηρίοις Δράμας, διά τόν λόγον ὅτι συνειργάζετο μετά τῶν Ἐθνικιστῶν ἐπίσης τάς αὐτάς πληροφορίας μοί ἀνέφερε καί ὁ Καπετάν Κυριάκος (Σαρη Κυριάκος) ὅστις συνελήφθη ὑπό τῶν Βουλγάρων ἐν τῷ χωρίῳ Μιναρέ Τσιφλίκ καί παρεδόθη εἰς τούς Ἐλασίτας ἵνα δικασθῇ, πράγματι δέ ἐδικάσθη, κατεδικάσθη εἰς θάνατον πλήν ὅμως διέφυγε τοῦτος ἐκ τοῦ πεδίου ἐκτελέσεων μέ μίαν καί μόνην μαχαιριάν ἄνωθεν τοῦ ἀριστεροῦ μαστοῦ.-

Διά τήν συνεργασίαν τοῦ ἀνωτέρω Λοχαγοῦ συγκεκριμμένα καί ἀκριβῆ στοιχεῖα ὡς καί ἐπιστολάς αὐτοῦ, κατέχουσιν οἱ κ.κ. συνάδελφοι Ταγ/χης Παπαθανασίου Ι. Ταγ/χης Παπαγεωργίου Ι. Ταγ/χης Ροῦσσος Δ., Δρακόπουλος Γ., οἵτινες καί κατ' ἐπανάληψιν ἦλθον εἰς προσωπικήν ἐπαφήν μετ' αὐτοῦ καί συνέστησαν ~~[illegible]~~ εἰς τοῦτον νά ἐγκαταλείψῃ τό ἐγκληματικόν του ἔργον, δίς συνέλαβον τοῦτον αἰχμάλωτον πολέμου πλήν ὅμως ἀφῆκαν τοῦτον ἐλεύθερον μετά τῶν ἀνδρῶν του, μέ τήν ὑπόσχεσιν καί ἔγγραφον δήλωσιν του ὅτι θά καταβάλῃ προσπαθείας νά παύσῃ ἡ ἀδελφοκτονία, πλήν ὅμως εὐθύς ὡς ἐπανήρχετο εἰς τά τμήματά του, ἐπανελάμβανεν ἔτι ζωηρότερον τήν δρᾶσιν του χρησιμοποιῶν τά Πυροβόλα καί πολυβόλα τοῦ Βουλγαρικοῦ Στρατοῦ.

Ἐπίσης εἰς τόν ἀνωτέρω Λοχαγόν Κωνσταντάραν (Μέραρχον XI Μεραρχίας ΕΛΑΣ) ὀφείλεται κατά τήν γνώμην μου καί ἡ ἐξόντωσις τῶν 380 (σήμερον Γαγματελητῶν) Ἐθνικοφρόνων πολιτῶν, οἱ ὁποῖοι ἐπιχείρησαν τήν 21 Σ/βρίου 1944 νά μεταβῶσι καί νά ἐνταχθῶσιν εἰς τά Ἐθνικιστικά τμήματα περιοχῆς Δράμας καί οἱ ὁποῖοι συλληφθέντες ὑπό τῶν Βουλγάρων παρά τῷ χωρίῳ Τσενελτζῆ περιφερείας Ζίχνης παρεδόθησαν εἰς τούς Ἐλασίτας καί ἐξετελέσθησαν ἅπαντες εἰς τάς φυλακάς Σερρῶν, τά δέ πτώματά τους ἐρρίφθησαν εἰς τάς παρά τήν Δημοσίαν ὁδόν Σερρῶν Φροντοῦς κειμένης χαράδρας (13 χιλμ., 17 χιλμ. 23 χιλμ.) ἔνθα καί εὑρίσκονται μέχρι σήμερον. Εἰς τούς ἀνωτέρω συμπεριλαμβάνονται καί οἱ Συν/χης Παπαπέτρου, Ταγ/χης Θεοφαρακάκης Χ., Ταγ/χης Δεμαστής Μ., Ανυ/γός Παπαγεωργίου Δ., Υπολ/γός Γκέκας Β., ἐν ὅλῳ 21 Αξ/κοί, τῶν ὁποίων ὁ θάνατος ὑπῆρξεν μαρτυρικός, ἐδάρησαν κατ' ἀρχήν μέχρι ἀναισθησίας καί εἶτα ἐδέθησαν διά σύρματος εἰς χεῖρας καί πόδας ριφθέντων δέ τῶν πτωμάτων των κατά γῆς τῇ βοηθείᾳ γραμμοφώνου ἐχόρευον ἐπί ὥρας ἐπί τῶν πτωμάτων των Ἐλασῖται καί Βούλγαροι Παρτιζάνοι ὁμοῦ, ἵνα ἀποτελειώσωσι αὐτούς.-

Αὐτός εἶναι ὁ ἥρως τῆς ἐφημερίδος "Νίκης" Καβάλλας.-

Ἀκριβές ἀντίγραφον
Η
Δ/σις Πληροφοριῶν



Εἰκονίζονται: 1) Κ. Κωνσταντάρας, Διοικητὴς τῆς VI Μεραρχίας τοῦ ΕΛΑΣ καὶ νῦν βουλευτὴς τῆς ΕΔΑ, 2) ὁ Βούλγαρος ἀντισυνταγματάρχης Ἰβὰν Ράντεφ καὶ 3) Βούλγαρος δημοσιογράφος.

Ὁ Κωνσταντάρας παρεδέχθη ἐνώπιον τοῦ δικαστηρίου Καβάλας, κατὰ τὴν δίκην τῆς ἐφημερίδος «Ταχυδρόμος» (ἡ ὁποία ἠθωώθη, ἂν καὶ ἐμηνύθη διότι ἀπεκάλεσε τὸν Κωνσταντάραν συνεργάτην τῶν Βουλγάρων), ὅτι πράγματι ἐφωτογραφήθη μετὰ τοῦ Ράντεφ. Κατὰ τὴν ἰδίαν δίκην ἀπεδείχθη, ὅτι ὁ ΕΛΑΣ καὶ ὁ Βουλγαρικὸς στρατὸς ἐπετέθησαν τὴν 21ην Σεπτεμβρίου 1944 ἐναντίον τῶν ἐθνικῶν ἀνταρτικῶν ὁμάδων τοῦ Τσαοὺς Ἀντὼν εἰς Κρηνίδας. Ὁ Κωνσταντάρας, αἰχμάλωτος, κατόπιν ἐπιθέσεώς του, τοῦ Τσαοὺς Ἀντών, προσεποιήθη ὅτι ἀγανακτεῖ διὰ τὴν συνεργασίαν ΕΛΑΣ—Βουλγάρων καί, τῇ αἰτήσει του, ἀφέθη ἐλεύθερος διὰ νὰ «χωρίσῃ» τὸν ΕΛΑΣ ἀπὸ τοὺς Βουλγάρους. Ἀλλὰ ὁ Κωνσταντάρας, παρὰ τὸν λόγον τῆς στρατιωτικῆς του τιμῆς, συνετάχθη μὲ τοὺς Βουλγάρους καὶ ἔλαβε μέρος εἰς τὰς ἐν συνεχείᾳ ἐπιθέσεις των κατὰ τοῦ Τσαοὺς Ἀντὼν (τὸν ὁποῖον ὁ ἴδιος ὁ Κωνσταντάρας ἐχαρακτήρισε πατριώτην).

Ἀριθ. Ἐμπιστ. πρωτοκόλλου 813/25-11-44

Ὁμάδα Μεραρχιῶν Μακεδονίας

Τηλεγραφήσατε Α΄ Σῶμα ὀνόματα παρουσιασθέντων 27 Βουλγάρων. Ἐνταχθοῦν ἐνεργὸν ΕΛΑΣ. Φροντίζομεν ἀποστείλωμεν ζητηθέντα αὐτοκίνητα.

ΣΑΡΑΦΗΣ

Ὑποστράτηγος





↑
Εἰκονίζονται: 1. Μιχ. Καζαντζίδης τοῦ ΕΑΜ, 2. Βούλγαρος λιμενάρχης Καβάλας πλωτάρχης Ποπώφ, 3. Ρῶσσος ἀνθυπασπιστής, 4. Χ. Ἰορδάνογλου, Φρούραρχος Καβάλας τοῦ ΕΛΑΣ καὶ 5. Γ. Γεωργιάδης τοῦ Κ.Κ.Ε.

Εἰκονίζονται: Ὁ ἀξιωματικὸς τοῦ ΕΛΑΣ Καραϊσκάκης καὶ ὁ Βούλγαρος ὑπολοχαγὸς Φρούραρχος Ξάνθης. ← *Ἀπὸ τοῦ Ἀπριλίου τοῦ 1942 μέχρι καὶ τοῦ Σεπτεμβρίου 1944, ὁ Καραϊσκάκης φρούραρχος τοῦ ΕΛΑΣ Ξάνθης καὶ ὁ Βούλγαρος φρούραρχος εἶχαν κοινὸν γραφεῖον!*



Εἰκονίζονται: 1. Ὁ «λαϊκὸς» δικαστὴς Καστανιώτης, 2. Βελῆς, τοῦ ΕΑΜ, 3. Τερπέτσεφ Βούλγαρος ὑπουργός, 4. Νεϊκώφ, Βούλγαρος ὑπουργός, 5. Βούλγαρος ὑποπλοίαρχος, 6. Ν. Μαυρίδης τοῦ Κ.Κ.Ε., 7. Γ. Βασιλικός, 8. Βούλγαρος ἀνθυποπλοίαρχος, 9. Βούλγαρος ἀξιωματικός, 10 καὶ 11 μέλη τοῦ Κ.Κ.Β. καὶ τοῦ Βουλγαρομακεδονικοῦ Κομιτάτου.




Εἰκονίζονται: Βούλγαρος λοχαγὸς (5) μὲ τοὺς κομμουνιστὰς Τ. Πετκίδην (1), Χ. Ἰορδάνογλου (2), Ι. Κιουρτσόγλου (3) καὶ Ε. Μερκάταν (4)



Εἰκονίζονται: Εἰς τὸ μέσον, στεφανωμένος, Βούλγαρος ἀξιωματικὸς (3), ὁ Δημ. Μάρρας (1) καπετάνιος τοῦ ΕΛΑΣ, Βούλγαρος σύνδεσμος Κ.Κ.Β. καὶ Κ.Κ.Ε. (4), ὁ ὑπεύθυνος νομοῦ 'Αν. Μακεδονίας τοῦ ΚΚΕ-ΕΑΜ Μαυρίδης (5) καὶ μέλος τῆς Ε.Ε. τοῦ Κ.Κ.Β. Καβάλας (6).



'Ο Βούλγαρος ὑπουργὸς Τερπέτσεφ καὶ ὁ Βούλγαρος ἀντισυνταγματάρχης Ράντεφ ὁμιλοῦν εἰς συγκέντρωσιν τοῦ Κ.Κ.Ε. Καβάλας.



῾Ο Βούλγαρος ὑπουργὸς Τερπέτσεφ ὁμιλεῖ πρὸς τὰ μέλη τοῦ Κ.Κ.Ε. Καβάλας.



Μέλη τοῦ Κ.Κ.Ε. καὶ Βούλγαροι στρατιῶτες, ἀδελφωμένοι, ζητωκραυγάζουν τὸν Τερπέτσεφ.




Μὲ ὑψωμένες γροθιὲς μέλη τῆς ΕΠΟΝ (ὀργανώσεως νέων τοῦ Κ.Κ.Ε.) ζητωκραυγάζουν τὸν Βούλγαρον ἀντισυνταγματάρχην Ράντεφ. Ὄπισθεν των διακρίνονται αἱ ἐπιβληθεῖσαι βουλγαρικαὶ ἐπιγραφαὶ τῶν ἑλληνικῶν καταστημάτων Καβάλας.



Βούλγαρος ἀξιωματικὸς τοῦ Ναυτικοῦ συντροφεύεται ἀπὸ ἕνα νέον καὶ μίαν νέαν τῆς ΕΠΟΝ.




Βούλγαροι ἀξιωματικοὶ καὶ στελέχη τοῦ Κ.Κ.Ε. εἰς τὴν Δράμαν. Ὁ καπετὰν Λάμπρος (1), ὁ διοικητὴς τῆς VI Μεραρχίας τοῦ ΕΛΑΣ Κωνσταντάρας (2), ὁ Βούλγαρος στρατιωτικὸς διοικητὴς Κομοτινῆς (3) καὶ ἄλλοι ἀξιωματικοὶ τοῦ ΕΛΑΣ καὶ τοῦ Βουλγαρικοῦ στρατοῦ.



Αὐτοκίνητα τοῦ Βουλγαρικοῦ στρατοῦ, εἰς κεντρικὸν δρόμον τῆς Ξάνθης, μεταφέρουν ἀντάρτας τοῦ ΕΛΑΣ.


Η ΕΛΛΗΝΙΚΗ ΜΑΚΕΔΟΝΙΑ ΚΑΙ ΘΡΑΚΗ ΒΟΥΛΓΑΡΙΚΗ ΕΠΑΡΧΙΑ



Βουλγαρικὸς γεωγραφικὸς χάρτης, μὲ τὰ σύνορα τῆς Βουλγαρίας εἰς τὸ Αἰγαῖον! Εἰς τὰ γραφεῖα των Βουλγάρων ἀξιωματικῶν, προστατῶν τοῦ ΕΛΑΣ, εὑρίσκοντο ἀντίτυπα τοῦ χάρτου τῆς πάντοτε σωβινιστικῆς Βουλγαρίας.



Οἱ Βούλγαροι, πρὸ τῆς ἀποχωρήσεώς των ἀπὸ τὴν Βόρειον Ἑλλάδα, στήνουν τὰς τελευταίας ἀγχόνας των διὰ τοὺς Ἕλληνας πατριώτας...



...καὶ μεταφέρουν ἀπὸ τὴν Ξάνθην τμήματα τοῦ ΕΛΑΣ, μὲ τὰ αὐτοκίνητά των, διὰ νὰ κτυπήσουν τὰς ἐθνικὰς ἀνταρτικὰς ὁμάδας τοῦ Τσαοὺς Ἀντών, ὥστε ἡ ἀποχώρησίς των νὰ εἶναι ἀσφαλής.



'Ελασίτης (9) καὶ Βούλγαρος στρατιώτης (10) εἰς μίαν στιγμὴν συναδελφώσεως. Τοὺς παραστέκουν οἱ Βούλγαροι ὑπουργοὶ Τερπέτσεφ (3) καὶ Νεϊκώφ (6), μὲ τὸν Μέραρχον τοῦ ΕΛΑΣ Κωνσταντάραν (4).

ΟΙ ΒΟΥΛΓΑΡΟΙ ΚΟΜΜΟΥΝΙΣΤΑΙ
ΕΖΗΤΗΣΑΝ ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ
70.000.000 ΔΟΛΛΑΡΙΑ
ΔΙΑ ΤΑ ΕΚΤΕΛΕΣΘΕΝΤΑ "ΕΡΓΑ„
ΥΠΟ ΤΟΥ ΣΤΡΑΤΟΥ ΤΟΥ ΒΟΡΙΔΟΣ
ΕΙΣ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑΝ ΚΑΙ ΘΡΑΚΗΝ

.... Καὶ τὸ Κ.Κ.Ε. συνεφώνησεν, ὅπως αἱ «δαπάναι» τοῦ βουλγαρικοῦ στρατοῦ κατοχῆς (εὐθυνομένου δι' ἐγκλήματα γενοκτονίας, λεηλασίας κ.ἄ.) συμψηφισθοῦν μὲ τὰς ὀφειλομένας εἰς τὴν Ἑλλάδα βουλγαρικὰς πολεμικὰς ἐπανορθώσεις! Οὐδέποτε, ἐπίσης, διεμαρτυρήθη τὸ Κ.Κ.Ε. διὰ τὴν ὑπὸ τῆς Βουλγαρίας παραβίασιν τῶν Συμφωνιῶν Εἰρήνης τῶν Παρισίων, αἱ ὁποῖαι ὁρίζουν τὴν ὑποχρέωσιν τῆς Βουλγαρίας νὰ διατηρῇ μειωμένας ἐνόπλους δυνάμεις καὶ νὰ ἀποστρατιωτικοποιήσῃ τὰ πρὸς τὴν Ἑλλάδα σύνορά της.

Στὴ μελέτη του: «Ἡ πολιτικὴ τῶν στελεχῶν στὸ ΚΚΕ τὰ τελευταῖα δέκα χρόνια», ὁ Β. Μπαρτζώτας — Φάνης, γραμματεὺς τῆς «Κομμουνιστικῆς Ὀργανώσεως Ἀθήνας», ἀποκαλύπτει τὰ ἑξῆς:

«Τὸ Α. Σῶμα Στρατοῦ τοῦ ΕΛΑΣ, εἶχε ἐπεξεργασθῆ τὸ φθινόπωρο τοῦ 1943 καὶ τὴν ἄνοιξη τοῦ 1944, τὸ σχέδιο γιὰ τὴν κατάληψη τῆς ἐξουσίας... Στὴν Κομματικὴ Ὀργάνωση τῆς Ἀθήνας, μπῆκε ἀπὸ τὶς ἀρχὲς τοῦ Αὐγούστου 1944 πραχτικὰ τὸ ζήτημα τῆς ἐξουσίας καὶ δώσαμε ὅλα τὰ στελέχη τοῦ Κόμματος στὸν ΕΛΑΣ. Ἡ Ἐπιτροπὴ Πόλης τῆς Κ.Ο.Α. ἀποφάσισε, στὶς ἀρχὲς τοῦ Σεπτέμβρη 1944, τὴν ἔνοπλη ἐξέγερση».

ΤΟ ΔΕΚΕΜΒΡΙΑΝΟΝ ΚΙΝΗΜΑ....

. . ΚΑΙ ΑΙ ΟΜΟΛΟΓΙΑΙ ΤΟΥ Κ.Κ.Ε.

15.685

ἄνδρες, γυναῖκες καὶ παιδιὰ ἐδολοφονήθησαν ἀπὸ τὸ ΚΚΕ κατὰ τὸ δεκεμβριανὸ κίνημα.

«Ἀγριότητες ἔγιναν καὶ τέτοιες ἔκαναν καὶ μέλη τοῦ Κόμματος. Τέτοια μέλη ποὺ εἴτε προβοκάτορες ἦσαν, εἴτε δὲν ἦσαν ἄξια νᾶναι μέλη τοῦ Κόμματος. Φυσικὰ οἱ πράξεις ποὺ ἔκαναν τὰ μέλη τοῦ Κόμματος, δημιουργοῦν εὐθῦνες γιὰ τὸ ἴδιο... Περιπτώσεις ὅπως τοῦ Κορώνη, εἴτε τῆς ἠθοποιοῦ Παπαδάκη, δὲν μποροῦν νὰ βροῦν δικαίωση καὶ πρέπει νὰ καταδικασθοῦν ἀνοιχτά».

Ν. ΖΑΧΑΡΙΑΔΗΣ, Εἰσήγησις εἰς τὴν 12ην Ὁλομέλειαν τῆς Κ.Ε. τοῦ ΚΚΕ (Ἰούνιος 1945)

246

συνδικαλιστικὰ στελέχη ἐτυφεφεκίσθησαν ἀπὸ τὸ ΚΚΕ τὸν Δεκέμβριον τοῦ 1944.

«Ὅπως ὁλόκληρος ὁ ἐθνικοαπελευθερωτικὸς ἀγῶνας, ἔτσι καὶ ἡ ἐξέγερση τοῦ Δεκέμβρη, εἶναι πιστὴ συνέχιση καὶ ἀνάπτυξη τῶν ἐθνικοαπελευθερωτικῶν παραδόσεων τοῦ 1821. Ὁ Δεκέμβρης, σὰ συνέχεια καὶ ἀναπόσπαστο κομμάτι τοῦ ἐθνικοαπελευθερωτικοῦ ἀγώνα, γίνεται ταυτόχρονα ἱστορικὸ ἐργαστήριο τῆς νέας Ἑλλάδας».

"ΚΟΜΜΟΥΝΙΣΤΙΚΗ ΕΠΙΘΕΩΡΗΣΗ,,, Τεῦχος 44, Δεκέμβριος 1945.

Δίδεται ἡ ἐντολή διά τό κίνημα

Εἰς τὴν φωτογραφίαν, παραμονὴν τοῦ δεκεμβριανοῦ κινήματος, εἰκονίζονται: Ὁ Ρῶσσος συνταγματάρχης Ποπώφ, ὁ καπετάνιος τοῦ Α· Σώματος τοῦ ΕΛΑΣ Νέστορας, ὁ ὑπασπιστής του Ἀθηνέλλης καὶ ὁ Ἐπιτελάρχης τοῦ «Σώματος» Πυριόχος.



Η ΕΛΕΝΗ ΠΑΠΑΔΑΚΗ ΕΙΣ ΤΗΝ ΤΕΛΕΥΤΑΙΑΝ ΤΡΑΓΩΔΙΑΝ ΤΗΣ





Τὸ Κ.Κ.Ε. ἔπληξε, ἐκ τῶν πρώτων, τὸ ἑλληνικὸν πνεῦμα. Ἡ Παπαδάκη νεκρὴ εἰς τὰ Διϋλιστήρια τῆς Οὔλεν. Ὁ Δημ. Γληνὸς ἐθαύμαζε τὴν μεγάλην ἠθοποιόν. Καὶ οἱ ὀπαδοί του τὴν ἐξετέλεσαν.




'Επέζησε κατὰ τὴν κατοχήν, διὰ νὰ κατακρεουργηθῇ ἀπὸ τὸν ΕΛΑΣ καὶ τὸ Κ.Κ.Ε.



Ὁμαδικαὶ ἐκτελέσεις καὶ βασανιστήρια εἰς τὴν Οὖλεν.

Ο ΔΗΜΙΟΣ: ΑΞΙΟΝ ΣΤΕΛΕΧΟΣ ΤΟΥ Κ.Κ.Ε.



«Τοὺς διέταξα πρῶτα νὰ γδυθοῦν. Καὶ ὕστερα τοὺς ἔβαζα νὰ γονατίσουν στὸ χῶμα καὶ νὰ σκύψουν τὸ κεφάλι ἐπάνω στὶς μεγάλες πέτρες, ποὺ εἶχα ἀραδιάσει ἔξω ἀπὸ τὰ Διϋλιστήρια. Τότε ἔπαιρνα τὸ τσεκούρι καὶ τοὺς ἔδινα μιὰ τσεκουριὰ πίσω στὸ κεφάλι, κι' ἂν δὲν τοὺς ἀποτελείωνα μὲ τὴν πρώτη, τοὺς ἔδινα καὶ δεύτερη καὶ τρίτη, ὥσπου νὰ τὰ «βροντήξουν». Ἄλλα παλληκάρια, ὅπως ὁ Τσογανᾶκος ἢ ὁ Μακαρώνας, τοὺς ἔδιναν κάμποσες μαχαιριὲς στὴν καρδιὰ καὶ κατόπιν ἐρχόταν ἀλλουνοῦ ἡ σειρά. Οὔτε θυμᾶμαι πόσους σκότωσα μόνος μου. Ἑξῆντα, ὀγδόντα, ἑκατό...».

ΣΤΕΦΑΝΟΣ ΛΙΟΛΙΟΣ, *Ἀπόσπασμα ἀπὸ τὴν κατάθεσίν του.*

ΑΙ ΕΚΤΕΛΕΣΕΙΣ ΕΙΣ ΤΟ ΠΕΡΙΣΤΕΡΙ





Ὁ ἐκπρόσωπος τῶν ἀγγλικῶν συνδικάτων Οὐλ. Σιτρὶν ἐπεσκέφθη τὸ κομμουνιστικὸν σφαγεῖον τοῦ Περιστερίου καὶ κατελήφθη ὑπὸ φρίκης. Καὶ ἀπεδοκίμασε τὸ Κ.Κ.Ε. ἐκ μέρους τοῦ διεθνοῦς ἐργατικοῦ καὶ σοσιαλιστικοῦ κινήματος.



←
Ὁ ἰδιαίτερος τοῦ Ἐλευθερίου Βενιζέλου, Ἠλιάδης, τραγικὸν θῦμα τοῦ Κ.Κ.Ε. Τὸ Κ.Κ.Ε. ἐδολοφόνησε καὶ τὸν Κορώνην, τὸν κυριώτερον συνεργάτην τοῦ Βενιζέλου εἰς τὸν τομέα τῆς φιλεργατικῆς νομοθεσίας τοῦ κράτους.




Χῆραι συνδικαλιστικῶν στελεχῶν, ἐκτελεσθέντων ἀπὸ τὸ Κ.Κ.Ε. Εἰς τὸ μέσον ὁ Σ. Χατζηδημητρίου, πρόεδρος σήμερον τῆς κομουνιστικῆς «ἐπιτροπῆς διὰ τὰς συνδικαλισρικὰς ἐλευθερίας». Ὁ Χατζηδημητρίου κατέχει ὅλα τὰ στοιχεῖα διὰ τὴν ἐκτέλεσιν τῶν 246 συνδικαλιστικῶν στελεχῶν.

Ἀθῆναι: «Λαϊκὴ Δημοκρατία διὰ 33 ἡμέρας»

Τὸ «δεκεμβριανὸν» κίνημα διήρκεσεν 33 ἡμέρας. Κατ' αὐτὰς ἡ περιοχὴ τῆς πρωτευούσης ἔζησε τὴν δραματικωτέραν περίοδον τῆς ἱστορίας της. Τὸ Κ.Κ.Ε. περιεφρόνησε καὶ τὸν πλέον στοιχειώδη ἀνθρωπισμὸν καὶ ἐπεδόθη, μὲ ἀνατριχιαστικὴν τελειότητα, εἰς δολοφονίας, ὁμαδικὰς ἐκτελέσεις, τρομοκρατικὰς ἐν γένει ἐνεργείας, λεηλασίας, βεβηλώσεις ναῶν καὶ ἀνατινάξεις οἰκοδομῶν (ἀκόμη καὶ ἡ κατοικία τοῦ μεγάλου λογοτέχνου Γρηγορίου Ξενοπούλου ἀνετινάχθη, ἀναιτίως, μὲ ἀποτέλεσμα νὰ καταστραφῇ καὶ τὸ ἀρχεῖον του—ἕνας πνευματικὸς θησαυρὸς τοῦ ἔθνους). Καὶ δὲν ἠρκέσθη εἰς αὐτὰ τὸ Κ.Κ.Ε. Διέταξε καὶ ὠργάνωσε τὴν «Ὁμηρίαν», ποὺ ἀποτελεῖ μίαν ἐφιαλτικὴν σελίδα εἰς τὸ μαρτυρολόγιον τοῦ ἑλληνικοῦ λαοῦ. Παρ' ὅλα αὐτά, ἡ ἀπόφασις τῆς 11ης Ὁλομελείας τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε., δημοσιευθεῖσα εἰς τὸν «Ριζοσπάστη» τῆς 24ης Ἀπριλίου 1945, ἀναφέρει :

«Ο ΑΓΩΝΑΣ ΤΟΥ ΔΕΚΕΜΒΡΗ ΕΝΑΙ ΤΟ ΔΙΑΜΑΝΤΙ ΤΟΥ ΑΓΩΝΑ ΤΟΥ ΕΘΝΟΥΣ ΜΑΣ ΓΙΑ ΤΗ ΔΗΜΟΚΡΑΤΙΚΗ ΑΝΑΔΗΜΙΟΥΡΓΙΑ ΚΑΙ ΤΗΝ ΑΝΕΞΑΡΤΗΣΙΑ ΤΗΣ ΕΛΛΑΔΑΣ».

Ἡ διακήρυξις αὐτὴ τοῦ Κ.Κ.Ε., εἶναι χειροτέρα ἀκόμη καὶ ἀπὸ τὰ διαπραχθέντα ἐγκλήματα ὑπὸ τῶν κομμουνιστῶν. Φρίκην ὅμως δὲν προκαλεῖ μόνον ἡ εἰς βάρος 65.000 Ἑλλήνων ἐγκληματικὴ δρᾶσις τῶν κομμουνιστῶν, εἰς ὁλόκληρον τὴν χώραν, ἀλλὰ καὶ ἡ διαδικασία τῆς διαπράξεώς της, ποὺ ἐνθυμίζει τὰς «λαϊκὰς δημοκρατίας». Εἰς τὰς ἀκολούθους σελίδας παρέχονται αἱ πλέον αὐθεντικαὶ ἀποδείξεις, διὰ τὰς μεθόδους τῆς «Ἐθνικῆς Πολιτοφυλακῆς» καὶ τῆς ΟΠΛΑ, τῶν δύο αὐτῶν ὀργάνων τοῦ Κ.Κ.Ε. διὰ τὴν ἐξόντωσιν τῶν ἀφοσιωμένων εἰς τὸ ἔθνος καὶ τὴν δημοκρατίαν. Καὶ καταδεικνύεται ἡ πλήρης καὶ κυνικὴ περιφρόνησις τῶν κομμουνιστῶν πρὸς τὸν ἄνθρωπον.




ΚΠ - Τμῆμα ΙΣΤ'

Νικοτσάρα Ντόρα - Σολωμοῦ 44

2/1/45

Εἰς τὴν 'Ομηρίαν: 'Η Ντόρα Νικοτσάρα Σολωμοῦ 44, συνελήφθη ἀπὸ τὸ ΙΣΤ' Τμῆμα τῆς «Πολιτοφυλακῆς» καὶ κατεδικάσθη, παρὰ τὴν δήλωσίν της, ὅτι εἶναι «ἰδιαίτερη τοῦ συν. Τσιριμώκου» (Γραμματέως Δικαιοσύνης τῆς ΠΕΕΑ—«Κυβερνήσεως» τοῦ ΕΑΜ— καὶ ἐκ τῶν ἱδρυτῶν τοῦ ΕΑΜ - ΕΛΑΣ).



ΚΠ

ΙΣΤ' Τμῆμα

1) Ἀνθίμου Δημήτριος, Βοσπόρου 56


2) Σαμάς Σταῦρος, Γρηγορίου Ε' 16

4) Παρασκευοβασίλης Γεώργιος, Μυστριώτου 3

Στρατόπεδο πορείας

4/1/45

"Υποπτοι διαφυγῆς: 4 ἀστυφύλακες, «ἀνέκαθεν ἀντιδραστικοί», ἀποστέλλονται εἰς τὸ «στρατόπεδο πορείας».



Ἔκθεσις δράσεως τῆς 26ης Δεκεμβρίου 1944, τοῦ Η' Τμήματος τῆς «Πολιτοφυλακῆς». «Οἱ συλλήψεις σήμερα ἀνῆλθαν σὲ 90, ἀπ' αὐτοὺς 55 στάλθηκαν στὸ στρατόπεδο συγκέντρωσης, 6 γιὰ ἐκτέλεση, 10 ἀπολύθηκαν γιατὶ δὲν προέκυψαν στοιχεῖα καὶ οἱ ὑπόλοιποι κρατοῦνται γιὰ ν' ἀνακριθοῦν. Οἱ ἀποθῆκες τοῦ Τελωνείου ἀνοίχτηκαν ἀπὸ τὸν κόσμο καὶ ἄρχισε ἡ λεηλασία... Ὕστερα ἀπὸ αὐτὸ ὁ Ἐλασίτης ὑποβλήθηκε σὲ βασανιστήρια καὶ ὁμολόγησε τοὺς συνεργάτες του, ὑπέκυψε ὅμως».

«Ἡ πολυκατοικία "Ἴωνος-Βερανζέρου ἀνετινάχθη...»

[illegible] 30/12/44 10 μ.μ.

[illegible]

[illegible] καί ἔβαλε [illegible]

[illegible]

[illegible] μαζί μέ μία [illegible]

[illegible]

[illegible] μας, ὁ ὁποῖος [illegible]

[illegible]

[illegible] τροφοδοσία) Ὁ ὁποῖος [illegible]

λόχο ἀπό ὅλα τά [illegible] μέσα ἀπό τά σπίτια τά λόχο [illegible]. Στίς 3 ἡ ὥρα τάνκς ἔβαλε ἀπό τήν Ὁμόνοια μέ ὅλμους πρός τήν Πατησίων. Στίς 3.45 Ἐμφανίστηκε καί ἕνα τρί-μελές [illegible] Γ΄ Σεπτεμβρίου ἀπό Καποδιστρίου τραυματί-στηκε ἀπό αὐτόματο πού ἔβαλε ἀπό τήν Ὁμόνοια. Στίς [illegible] ἐμφανίστηκε ἐχθρικό τάνκς στή [illegible] καί Βερανζέρου καί ἔβαλε συνεχῶς μέ αὐτόματα καί ὅλμους. Τραυματίστηκε ὁ συν-[illegible] πού ἦταν στό [illegible].


31/12/1944 9.30 π.μ.

Ὁ 3ος λόχος βρίσκεται στήν ἴδια θέση, καθώς καί ὁ 1ος λόχος. Ἀνετινάχθη ἀπό δικούς μας ἡ πολυκατοικία τῆς Ἴωνος-Βερανζέρου καί ἔγινε [illegible] ὁδόφραγμα. Τώρα εἶναι ἡσυ-χία, μόνο ἀπό ταράτσες βάλλουν οἱ [illegible] [illegible] ὁ 2ος λόχος [illegible] βρίσκεται στήν Τροπαίου(?), ἡ Γ΄ Σεπτε-μβρίου βάλλεται συνέχεια ἀπό τήν Ὁμόνοια.


1/1/45 [illegible]

Γιάννης


31/12/44 [illegible]



Ὁ Ἰωάννης ΚΑΡΑΛΗΣ, τραυματίας Ἐλασίτης, «δὲν ἐμπνέει ἐμπιστοσύνη». Καὶ «στέλνεται στὴ φάλαγγα πορείας».



Προηγήθη εἰς τὴν ὁμηρίαν ὁ υἱός. Τώρα ὁ πατὴρ Δημ. ΡΑΖΕΛΟΣ «στάλθηκε στὸ στρατ. πορείας». Κατηγορία: «Ἐδεσίτης, ἀντιδραστικός»...



Ὁ Ὑποναύαρχος Ἐμμ. ΜΑΝΟΥΣΑΚΗΣ, «πιάστηκε ὡς ὀργανωμένος στὸν ΕΔΕΣ». Τὸ Κ.Κ.Ε. ὅμως «τιμᾶ» τὴν ἐθνικὴν ἀντίστασιν, διὰ τοῦτο ὁ ΜΑΝΟΥΣΑΚΗΣ ἀποστέλλεται εἰς «στρατόπεδο προσωπικοτήτων»!

Εθνική Πολιτοφυλακή
Τμήμα Η.

Αθήναι 28/12/44

Προς
την Εθν. Πολιτοφυλακήν
Δ/σιν

Σας στέλνομε για [illegible] τους κάτωθι: 1) Κωνσταντίνο [illegible] με [illegible] 2) Κωνσταντίνο [illegible] με [illegible] 3) [illegible] [illegible] S.S. 4) Κωνσταντίνο [illegible] Ε.Κ. [illegible] 5) [illegible] Δημήτριος ΘΕΔΙΤΗΣ [illegible] του Αρχ. [illegible] 6) Στεφανάκος Παναγιώτης [illegible] χάρη [illegible] 7) Παντ[illegible] [illegible] Β.εβ. [illegible] [illegible] για το [illegible] 8) [illegible] S.S. [illegible] Αθήνας – [illegible] 9) [illegible] με [illegible] [illegible] [illegible] (S[illegible]) 10) Βαλάνη [illegible] [illegible] 11) Χατζημιχάλης [illegible] [illegible] [illegible] [illegible] 12) Χατζηαντωνίου [illegible] [illegible] S.S.

Γερμανόφιλοι

13) Νικολαΐδης Νικ. [illegible] 10 μέρες
14) [illegible] Αντώνης [illegible] – [illegible] [illegible] 15) [illegible] Μιχαήλ [illegible] S.S. 16) [illegible] Αντώνης [illegible] [illegible] [illegible] [illegible] [illegible] [illegible] [illegible] Δ/σιν.

[illegible]
[illegible]

ΕΘΝΙΚΗ ΠΟΛΙΤΟΦΥΛΑΚΗ

ΤΜΗΜΑ Η΄

'Αθήνα 20/12/44

Πρὸς

Τὴν 'Εθν. Πολιτοφυλακὴ

Δ/ση

Σᾶς στέλλομε γιὰ ἐκτέλεση τοὺς πάρα κάτω:

1) Κωστόπουλος Γεωργ. Χίτης μὲ ἄγνωστη δράση. 2) Κωστόπουλος Δημ. χίτης μὲ ἄγνωστη δράση. 3) Λάσκαρης Δημ. διερμηνεὺς τῶν Σ.Σ. 4) Κοκκινόπουλος Κων/νῖνος Ε.Κ. ἀσφαλίτης. 5) Κωστῆς Δημήτριος ΟΕΔΙΤΗΣ συνεργάτης τοῦ Ἄρη Καλατζῆ 6) Στεφανᾶκος Παναγιώτης ἀρχιφύλακας χαφιὲς τσιράκι τοῦ Χρυσικοῦ 7) Παπασαβικείου Βασ. ἄνθρωπος τοῦ Καλύβα ἑτοιμαζόταν νὰ φύγη γιὰ τὸ κράτος Παπανδρέου. 8) Δρόσος Γεώργ. σύνδεσμος Σ.Σ. καὶ Εἰδικῆς 'Αθήνας—Λαμίας. 9) Καρακώστας Δημ. μὲ τὴν βοήθειαν τῶν 'Ιταλικῶν ἀρχῶν ἔκλεψε τὴν παραγωγὴ φασολιῶν Καρπενησίου, χρηματοδότης ἀνταρτῶν (σημείωμα Δ/σης) 10) Βαδόκας Βασίλειος συνεργάτης 'Ιταλογερμανῶν ἀγόρασε Μέγαρο. 11) Χατζημιχάλης Γεωργ. ἐργολάβος εἶχε ἀναλάβει Γερμανικὲς ἐργασίες, στενὸς συνεργάτης Γερμανῶν (σχ. σημείωμα). 12) Χατζόπουλος 'Ιωαν. ὑπηρετοῦσε στὰ Σ.Σ. 13) Ντοβῖνος Νικ. Τσολιᾶς μέχρι πρὶν 10 μέρες. 14) Κοτίνας 'Αντώνης Γκεσταπίτης—ληστεῖες καὶ ἐχτελέσεις 15) Φλωρίδης Μιχαὴλ πράχτορας τῶν Σ.Σ. 16) Ροῦσσος 'Αντώνιος παληὸς χωροφύλακας ἔκαμε περιπολίες μὲ τοὺς Καραμπινιέρους.


Οἱ περισσότεροι πιάστηκαν βάσει ἐντολῶν τῆς Δ/σης.

Ὁ

Διοικητὴς

(Τ.Σ.) Θεμιστοκλῆς

ΣΥΛΛΑΜΒΑΝΕΤΑΙ Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΚΟΡΥΤΣΑΣ



ΕΘΝΙΚΗ ΠΟΛΙΤΟΦΥΛΑΚΗ
ΔΙΟΙΚΗΣΗ ΑΘΗΝΩΝ
Ζ' ΤΜΗΜΑ

Σάς στέλνει το Ζ' τμήμα τόν πιό κάτω παπά (Μητροπολίτης Κορυτσάς) γιά τό Στρατόπεδο Προσωπικοτήτων.-

1) Εὐγένιος Κύριλλος. Μητροπολίτης Κορυτσάς.-

Αθήνα 4 Γενάρη 1944

Ο Διοικητής

Άρης

ΕΘΝΙΚΗ ΠΟΛΙΤΟΦΥΛΑΚΗ
ΔΙΟΙΚΗΣΗ ΑΘΗΝΩΝ
Ζ′ ΤΜΗΜΑ

Σᾶς στέλνει τὸ Ζ′ τμῆμα τὸν πιὸ κάτω παπᾶ (Μητροπολίτης Κορυτσᾶς) γιὰ τὸ στρατόπεδο προσωπικοτήτων.

1) Εὐγένιος Κύριλλος, Μητροπολίτης Κορυτσᾶς.


᾿Αθήνα 4 Γενάρη 1944

῾Ο Διοικητὴς

῎Αρης

Σημ.: ῾Ο Διοικητὴς τοῦ Ζ′ τμήματος γράφει Κύριλλος, ἀντὶ Κουρίλας καὶ 1944 ἀντὶ 1945.

'Εκτελέσεις παραμονῆς Χριστουγέννων 1944




Ἐθνική Πολιτοφυλακή
[illegible] Τμῆμα

Ἐκτελεσθέντες τῆς 24-12-44

α/α	Ὀνοματεπώνυμον	Διεύθυνσις	Παρατηρήσεις
1.	Μαστιβούλας Ἰωάννης	Σαλαμῖνος 45	[illegible] τοῦ Δήμου
2.	Λάμπρου Παναγιώτης	Μουσουρίου 2	Πράκτωρ τοῦ [illegible] Διώκτης τοῦ Κ.Κ.Ε.
3.	Ἀλεξίου Σωτήριος	Φαβιέρου 60	Ἀνῆκε στὴν [illegible] Τρι[illegible] ΟΣΔΕ
4.	Κλάγκας Νικόλαος	Καλογιάννη 2	[illegible]
5.	Λάσκας Ἀλέξανδρος	Μυκάλης 45	Δραστήριος μέλος τῆς ΟΕΔΕ. Τραυματίσθηκε συνεπεία σὲ διαδήλωση.
6.	[illegible] Ἠλίας	Μαύρας 45	Κλέφτης διάσημος μὲ σῆμα τοῦ ΕΛΑΣ [illegible]
7.	Μενάγιας Βασίλ.	Ἁλικαρνασσοῦ 30	Παρεδόθη στὴν [illegible]
8.			

[illegible]

α/α	Ὀνοματεπώνυμον	Διεύθυνσις	Παρατηρήσεις
1	Ζώτος Γεράσιμος	Πυθαγόρου 16	ΤΣΟΛΙΑΣ καὶ εἰσχώρησε στὸν ΕΛΑΣ κατὰ τὴν ἀπελευθέρωση
2			
3	[illegible]	[illegible]	[illegible]
3.	Ἀδαμοπούλου Γεωργία	Ἁλικαρνασσοῦ 52	Ὁ ἄνδρας της καὶ οἱ ἀδελφοί της [illegible]
4	[illegible] Κώστας		Ὁ γυιός των [illegible]
5	" " Ἀθανάσιος		
6.	Οἰκονόμου Νικόλαος	Πατρόκλου 8	[illegible]
7.	Πάλλας Κων/νος	[illegible] 2	[illegible]. Μόλις ἔφθασαν οἱ Ἐγγλέζοι [illegible]
8.	[illegible] Θεόδ.	Μυλλέρου 90	Συνεργάσθηκε μὲ τοὺς Γερμ. ΟΕΔΕ.
9.	Λαγοῦ Κων/νος	Καλογιάννη 11	
10.	[illegible] Μαρίνα	[illegible] 38	Ἡ κόρη της φίλη τοῦ [illegible]
11.	Γαβαλᾶς Νικολ.	Δήμου Τσίρη 9	Χωροφύλακα
12.	[illegible] Κων/νος	Κεραμεικοῦ 78	ΕΔΕΣ
13.	[illegible] Κων/νος	Προφήτου Δανιὴλ 28	ΕΔΕΣ
14	[illegible] Χρῆστος	Κεραμεικοῦ 58	ΕΔΕΣ



α/α	Ὀνοματεπώνυμα	Διεύθυνσις	Παρατηρήσεις
15	[illegible]	[illegible] 22	Ὁ γυιός του [illegible]
16	[illegible] Παναγ.	Κίμωνος 8	Ὁ γυιός του [illegible]
17	" " [illegible]	" " 8	
18	[illegible] Γεώργ.	Μυλλέρου 45	[illegible]
19	[illegible] Θεόδ.	Γερμανικοῦ 16	ΕΔΕΣ.
20	[illegible] Κων/νος	[illegible] 35	[illegible]
21	[illegible]	Κεραμεικοῦ 35	[illegible]
22	[illegible] Γεώρ.	Κορρίνης 4	[illegible]
23	" " Ἐμμανουήλ		
24	[illegible]	Νεάρχου 36	[illegible]
25	[illegible] Μιχαήλ	Κριεζῆ 11	Πληροφ. ὅτι ἦτο [illegible] ΕΔΕΣ.
26	[illegible]	[illegible] 21	[illegible]
27	[illegible] Γεώρ.	[illegible] 37	[illegible]


24/12/44


[illegible]


ΕΘΝΙΚΗ ΠΟΛΙΤΟΦΥΛΑΚΗ 1944

Τὴν παραμονὴν τῶν Χριστουγέννων, μόνον τὸ ΣΤ' Τμῆμα τῆς Πολιτοφυλακῆς» ἐκτελεῖ 7 καὶ ἀποστέλλει εἰς στρατόπεδον 27. Αἱ κατηγορίαι προσάπτονται σκοπίμως, ἂν καὶ διὰ πολλοὺς ὁμολογεῖται ὅτι ἀνήκουν εἰς τὸν ΕΔΕΣ.


Οἱ ὕποπτοι νὰ μὴ ἀπολύωνται







Τὸ ΣΤ' Τμῆμα τῆς «Πολιτοφυλακῆς ἀπολύει μερικοὺς ὑπόπτους. Ἀλλὰ ἡ Διοίκησις παρατηρεῖ: «Τοὺς ὕποπτους νὰ μὴ τοὺς ἀπολύετε, παρὰ νὰ τοὺς στέλνετε στὸ στρατόπεδο».



Για έλεγχο

α/α Ονοματεπώνυμον	Διεύθυνσις	Παρατηρήσεις
1. Γιαννακάκης Γεώρ.	[illegible] 25	Όλα [illegible] ΤΣΟΛΙΑΣ
2. Καλογερόπουλος Αθανάσ.	[illegible]	Έχει τυπογραφείο Έβγαζε την εφημερίδα «Πάλη των Τάξεων» & άλλες εφημερίδες αρχείων. Να παραδοθή στη Διοίκηση
~~Καραμαλέγκος Γεώρ.~~	~~Αισχύλου 27~~	
4. [illegible]	Ν. [illegible] 6.	[illegible]
5. [illegible] Μιχαήλ	Αισχύλου 17.	[illegible]
6. Ταβρής Χαράλαμπος	Σταρέλλα 6.	ΤΣΟΛΙΑΣ. Έχει λάβει μέρος σε [illegible] μάχες
7. [illegible] Χρήστος	Καραϊσκάκη 25.	[illegible]
8. Μαχαίρας [illegible]	Ἀστρους 48	[illegible]

27-12-44

Σ. Ε. Π. Ο Ἐπιμελητής

Μία χαρακτηριστικὴ ἀπόδειξις τοῦ τρόπου μὲ τὸν ὁποῖον χαλκεύονται αἱ διάφοροι κατηγορίαι ἐναντίον τῶν πολιτῶν ἀπὸ τὸ Κ.Κ.Ε. Διὰ τὸν ὑπ' ἀριθ. 3, Γεώργ. Καραμαλέγκον, Αἰσχύλου 27, ἀναφέρονται τὰ ἑξῆς: «Ἔχει τυπογραφεῖο. Ἔβγαζε τὴν ἐφημεαίδα «Πάλη τῶν Τάξεων» καὶ ἄλλες ἐφημερίδες ἀρχείων (δηλ. τῶν Ἀρχειομαρξιστῶν). Νὰ παραδοθῆ στὴ Διοίκηση». Ἡ ἔκδοσις ἐφημερίδος, συνιστᾶ ἀδίκημα διὰ τὸν τυπογράφον...

Ἐθνική Πολιτοφυλακή [illegible]
[illegible]

Γιὰ ἐκτέλεση

Α/Α	Ὀνοματεπώνυμον	Διεύθυνσις	Παρατηρήσεις
1.	Πυλαρινός Γεώρ.	Θεσμοφορίων	Δοσίλογος δράσας [illegible] τοῦ [illegible]
2.	Βαρδάκας Δημ.	Μιχ. Ἀγγελοπούλου 9	Ἐπικίνδυνος [illegible] προδότης [illegible]
3.	Ἀνδρεαδάκης [illegible]		Κλέφτης διαρρήκτης [illegible] ΕΛΑΣ
4.	Περίχαρος Ἰωάννης	Μυλλέρου 21	Εἰδικὸς ἀσφαλίτης
5.	Περίχαρου Ἑλένη	» » 21	»
6.	Παππᾶς Κυριάκος	[illegible] 6	Πρώην [illegible]
~~7~~	~~[illegible]~~	~~Μυλλέρου~~	
7	Παπαδ[illegible] Ἰωάν.	Μυλλέρου 21	[illegible]
8	Βάλβης Χρόνης	[illegible] 49	[illegible]

~~Γιὰ στρατοδικεῖο~~

~~1. [illegible]~~
~~2. [illegible]~~

~~[illegible]~~

ΕΘΝΙΚΗ ΠΟΛΙΤΟΦΥΛΑΚΗ ... 1944

[illegible]

Ἐθνική Πολιτοφυλακή


Στ' Τμήμα (?)

Για ΚΕΣ.

α/α	Ὀνοματεπώνυμον	Διεύθυνσις	Παρατηρήσεις
1.	[illegible] Γεώργιος		Ὁ πατέρας του εἶναι ὀργανωμένος στον ΕΒΟΣ (?). [illegible] ... βρίσκεται στας κυβερνητικάς. Ὁ πατέρας [illegible] τοῦ [illegible] ἐργοστάσιο (?) [illegible] καί ὁ γυιός [illegible]
2.	Δημητρέλας Δημήτριος	Κατσώνη [illegible]	Ἐργάζεται στη [illegible]. Εἶναι τοῦ γυιοῦ [illegible] Μαυρογιάννη. Εἶναι [illegible] Παοργίου Α'.
3	Γκίζας Πέτρος	Θερμοπυλῶν 53.	Ἔχει σχέσεις με τους [illegible]. Κατέβηκε ἀπό τό βουνό με ἄδεια τοῦ λοχαγοῦ. Εἶναι ἐθνικόφρων (?)
4	[illegible]	[illegible]	Εἶναι [illegible] ἀπό διάφορα [illegible] (Καλύβα, [illegible]) [illegible] ὅτι εἶναι [illegible]

Στ. Τμῆμα (?)

Μ. [illegible] 48



Για έκτέλεση

1	Λάβωμας Κρίτων	Μυλλέρου 52	Όργανωμένος στό Έθ. Κομιτάτο άρνήθη νά μας καταδώση τά πρόσωπα πού γνωρίζει [illegible]
2	Παναγιωτίδης Στέλιος	Διδύμων 25	[illegible]
3	Παναγιωτίδης Χρήστος		
4	Βερίκιος Ευστάθιος	Μενιδίου [illegible]	κατείχε άδεια έλευθέρας κυκλοφορίας των Άγγλων [illegible]
5	Τζίμας Δημοσθένης	Κίμωνος 10	[illegible]

29-12-44

Ο [illegible]
Μίμης

ΠΟΛΙΤΟΦΥΛΑΚΗ ... 1944

῾Ο Κρίτων Λάβωμας «γιὰ ἐκτέλεση». Κατηγορία: «ὀργανωμένος στὸ ᾽Εθν. Κομιτάτο ἀρνήθη νὰ μᾶς καταδώση τὰ πρόσωπα ποὺ γνωρίζει».

Καὶ ὁ Εὐστάθιος Βερίκιος «γιὰ ἐκτέλεση» ἐπίσης, διότι «κατεῖχε ἄδεια ἐλευθέρας κυκλοφορίας τῶν ῎Αγγλων». Νομίζει κανεὶς ὅτι διαβάζει ἔγγραφον τῶν ἀρχῶν τῆς φασιστικῆς κατοχῆς!

Διοίκησι

19.12.944

11. Κρατεῖται [illegible] ὁ Πολυβιος. Παιδαφάπ[illegible]. Κρατεῖται ἡ Καλλιο[illegible] Συρρουνη [illegible]

[illegible] Παρακινήθηκαν [illegible] τερίμενα [illegible] αἰχμαλώτων. Εκτελέσθηκαν οἱ 1) Καραμανωλάκης [illegible] 2) Καπεραινάκης [illegible] συνεργάτης [illegible] καὶ [illegible] καὶ Ο.Π.Λ.Α. 3) [illegible] Κουγιουμτζής [illegible]

13. [illegible] ἀρθηκα τὸ τμῆμα [illegible] οἱ ἄλλοι [illegible] [illegible] καὶ [illegible] καὶ [illegible]

Ἐκτελέσθηκαν 1) [illegible] αἰσχρ[illegible] καὶ [illegible] ρούτικος ἀντι[illegible] 2) Μιχαλοκαμηνάκης. Σταύρος [illegible] Νικήτας 3) Παπαδ[illegible]

[illegible]

Διαμαρτυρίματα [illegible]

[illegible]

ΔΙΟΙΚΗΣΗ

19-12-44

19. Κρατιέται σὰν ὕποπτος ὁ Πολυζώης Παπαβασιλόπουλος. Κρατιέται ἡ Καλλιόπη Ξηροτύρη σὰν ὕποπτη.

19. Παραλήφθησαν ἀπὸ τὴν Ταξιαρχία 9 Ἄγγλοι αἰχμάλωτοι. Ἐκτελέστηκαν οἱ:
1) Καρακατσάνης Θ. πράχτορας τῶν Ἄγγλων καὶ μέλος τῆς ὀργανώσεως «Ἀπόλλων».
2) Κατρακάδης Δημ., Πρωτοδίκης, συνεργάτης Ἰταλῶν στὸ Ἀγρίνι καὶ καταζητούμενος τῆς ἐκεῖ ΟΠΛΑ.
3) Σταυροῦλα Κουτσοπούλου ὄργανο τῆς Ι.Σ.

13. Μεταφέρθηκε τὸ τμῆμα στὸ Κατσιπόδι. Οἱ Ἄγγλοι κατέλαβαν ἤολυκατοικίες στὸ Δουργοῦτι καὶ πιάσανε πολλούς.
Ἐκτελέσθηκαν οἱ: 1) Δενδρινὸς Εὐαγ. ἀπατεώνας καὶ Ἀργυρώνητος ἀντιδραστικοὶ 2) Μπαϊρακτάρης Σταῦρος ὀργανωμένος χίτης. 3) Παπαδάκης Παν. Ἀστυνόμος Β' δοσίλογος καὶ ἐγκληματίας. 4) Τερψιθέα Κάταρα, ὄργανο τῆς Ι.Σ. 5) Γαβρηλᾶτος Πολυχρόνης ἐπικίνδυνος ἀντιδραστικός. 6) Λευκὴ Γαβρηλάτου γυναῖκα του. 7) Ν. Γαβρηλᾶτος γυιός του. 8) Εὐαγγελία Γαβρηλάτου κόρη του ἀραβων. τολιᾶ.

10. Τρέχουσα δουλειὰ

Κ.Α. » » ἀναφέρει κι' ὡρισμένες ἀνωμαλίες μέσα στὸ τμῆμα γιὰ τὶς ὁποῖες διετάχθηκε ἀνάκριση.


Κ.Α. Οἱ μαχητὲς Βουγιουκόγλου Κ. καὶ Ι. Σπυρομαθιουδάκης διετέθηκαν στὴν Εἰδικὴ ὑπηρεσία σαμποτέρ. Στάλθηκε στὸ 2 Σύνταγμα ὁ συν. Σ. Παρασκευόπουλος. Γύρισε στὸ τμῆμα ἀπὸ τὸ ΙΙ Γραφ. ὁ συν. Κυρ. Καρακιλιονίδης. Ἐκτελέσθηκε δημόσια ὁ Στυλιανὸς Ντουρμούσης κοινὸς κλέφτης. Πιάστηκε καὶ παραδόθηκε στὴν Ταξιαρχία ΙΙ 1/2 ὁ Διμοιρίτης τοῦ ΕΛΑΣ Γιώργης Ψούνης γιὰ πολλὲς κλοπὲς καὶ ἀφοῦ κατασχέθηκαν ὅλα τὰ κλοπιμαῖα.

Σήμερα τὰ τμήματά μας 10, 19, 21 καὶ 24 διατάχθηκαν ἀπὸ τὸ ΙΙ Σύνταγμα καὶ πῆραν θέση μάχης στὴ πρώτη γραμμὴ ἀντικαθιστώντας ἀντίστοιχες δυνάμεις τοῦ ΕΛΑΣ γιὰ νὰ ξεκουρασθοῦν. Ὀργανώθηκε στρατόπεδο συγκέντρωσης ἀντιδραστικῶν στὴν Ἠλιούπολι καὶ κλείστηκαν σήμερα 27 ἄτομα ἐκ τῶν ὁποίων οἱ 9 Ἄγγλοι αἰχμάλωτοι. Δόθηκε ἕνα ποδήλατο δῶρο στὸν διαφωτιστὴ τῆς ἀχτίδας. Βελτιώθηκαν γενικὰ τὰ μηχανικά μας μέσα. Στὸ 10ο διαθέτουμε 3 μοτοσυκλέττες καὶ 1 αὐτοκίνητο, στὸ δὲ 23 ἕνα μοτοσακὸ καὶ ἀρκετὰ ποδήλατα. Τὸ διαμέρισμα βολεύτηκε ἀπὸ στρατιωτικὲς στολὲς πολὺ καλά. Ὅλοι οἱ ἀξιωματικοὶ καὶ οἱ πολιτοφύλακες ντύθηκαν. Δώσαμε καὶ μερικὰ δῶρα στὰ στελέχη μας. Στὸ Γραφ. τῆς ἀχτίδας ἕνα ρολόϊ, στὸ δεύτερο μιὰ χλαίνη, στὸ καπετάνιο τοῦ ΙΙ Συν/τος Ἀντώνη μιὰ χλαίνη, στὸ καπετάνιο τῆς Ταξιαρχίας στολὴ ἀξιωματικοῦ, στὸ καπετάνιο Οἰκονομίδη μία στολὴ καὶ ἡ προοπτικὴ εἶναι πῶς θὰ ντύσουμε ὅλα τὰ στελέχη μὲ στρατιωτικὲς στολές. Καθημερινὰ παραδίνουμε ἀνέπαφα σπίτια δοσιλόγων στὴν ἀχτίδα. Ἐπίσης συντρέχουμε ἀρκετὰ στὴ βελτίωση τοῦ συσσιτίου τοῦ ΕΛΑΣ. παραδίνοντας στάρι, φασόλια καὶ φάρμακα. Καὶ ὁ Διαμερισματάρχης ταχτοποιήθηκε στὸ σπίτι τοῦ δοσίλογου Ταγματάρχη Σπυράκη, μαζὺ μὲ τὴν οἰκογένεια τοῦ σ. Φλόκου, ποὺ μένοντας σὲ μιὰ τρώγλη εἶχαν ἀρρωστήσει.

Διαμερισματάρχης

Νῖκος

'Εκτελοῦνται οἱ πρόσφυγες τῆς Νέας Φιλαδελφείας



Ἐθ. Λαϊκὴ Ἀπελευθερωτικὴ
Ὑποδιοίκησις Νέα Ἰωνίας
Τμῆμα Ν. Φιλαδελφείας

22 Δεκεμβρίου 1944

Ὀνομαστικὴ Κατάστασις Συλληφθέντων καὶ ἐκτελεσθέντων ὑπὸ τοῦ τμήματος Νέας Φιλαδελφείας.

Συλληφθέντες		Παρατηρήσεις
1) Σταμβόγλου Βασίλειος	λαγιὲς ἀσφάλειας	ἐξετελέσθη
2) Μπότας Δημήτριος	" "	"
3) Στυλίδης Γεώργιος	" "	"
4) Φωτόπουλος Ἠλίας	λαγιὲς ἀσφάλειας	"
5) Φωτόπουλος Κων/νος	" "	"
6) Βασιλειάδου Μητέρα τριῶν	" "	"
7) Κατάρας	τῆς Ὀρεινῆς Ταξ.	"
8) Κονδύλης Σόλων	λαγιὲς ἀσφάλειας	"
9) Λατζηφάκης	" "	"
10) Γιάλλης Σωτήριος	ΕΔΕΣ ἀντιδραστικός	"
11) Μπέκος Θεόδωρος	ἀρχηγός	"
12) Ζαχαριάδης Γεώργιος	ἐλεύθερος ἐπαγγελματίας	"
13) Μπούτρης Χρῆστος	λαγιὲς ἀσφάλειας	"
14) Ἐμμανουηλίδου Ἐμμανουήλ	" "	"
15) Μητέρα τοῦ Ἰωσὴφ Συμεωνόγλου	λαγιὲ	"
16) Μητέρα Γιαννιώτου	ἀρχηγοῦ ἀσφάλειας	"
17) Ἀρναΐτης Χρῆστος	Ε.Δ.Ε.Σ	ἀφέθη ἐλεύθερος λόγῳ ἀσθενείας
18) [illegible] Κων/νος	Ε.Δ.Ε.Σ	Στρατόπεδο συγκεντρώσεως
19) Μουσίδης Στέφανος	" καθαρμα	"
20) Βιρβιρόπουλος Σόλων	"	"
21) Γιαννέλης Παναγιώτης	ΕΔΕΣ	"
22) Συμεωνόγλου Δημήτριος	"	"
23) Καθέλας Ἀντώνιος	Ε.Λ.Δ πρώην ΕΔΕΣ	ἀφέθη ἐλεύθερος
24) Θεοτοκάτος Ἀλέξανδρος	λαγιὲς τῆς ἀσφάλειας	ἐκτελέσθη
25) Δεσίδης Ἰωάννης	ἀσφάλεια ΕΔΕΣ	" "
26) Κόττης Βασίλειος	Ε.Δ.Ε.Σ.	Στρατόπεδο συγκεντρώσεως
27) Κόττης Ἠλίας	Ε.Δ.Ε.Σ	ἀφέθη ἐλεύθερος
28) Ἀρμαγόγλου	ἀλλιλές Ε.Δ.Ε.Σ	Στρατόπεδο Συγκεντρώσεως
29) Γεωργιλὰς Νικόλαος	Ε.Δ.Ε.Σ.	" "
30) Ξενοδάκης Σόλων	ἀξ/κὸς ἀσφάλειας	ἐκτελέσθη
31) Μιχάλης Ἰωάννης	λαγιὲς ἀσφάλειας	ἐκτελέσθη

32) Ταμιίδης Χρήστος Ε.Δ.Ε.Σ. √ Στρατόπεδο συγκέντρωσης
33) Λαζαρίδης Γεώργιος Ε.Δ.Ε.Σ. " "
34) Πλατής Ιωάννης ασφάλεια √ εκτελεσθ.
35) Σταμάτου Παναγιώτα Ε.Δ.Ε.Σ. Στρατόπεδο συγκέντρωσης
36) Σμαϊλβούνος Χαράλαμπος Ε.Δ.Ε.Σ. " "
37) Σταυρόπουλος Μιλτιάδης αντιδραστικός " "
38) Μαίρης Αργύριος τσολιάς " "
39) Μουστάκας Ευάγγελος Ε.Δ.Ε.Σ. " "
40) Αμπατζόγιαννης Γεώργιος τσολιάς " "
41) Κολάρος Ανδρέας τσολιάς " "
42) Κολάρος Αντώνιος Ε.Δ.Ε.Σ. " "
43) Θεοδωρίδης Άγγελος Ε.Δ.Ε.Σ. " "
44) Τσάκος Εμμανουήλ Ε.Δ.Ε.Σ. " "
45) Στρατηγός Νικόλαος πράκτωρ αγγλ. αστυνομίας εκτελεσθ.
45) Χαλκιόπουλος Δημήτριος λοχαγός αντιδραστικός Στρατόπεδο συγκέντρ.
46) Αντωνιάδης Κων/νος χαφιές ασφάλειας √ εκτελεσθ.
47) Κιουρέλης Νικόλαος Ταξ/χης αντιδραστικός √ Στρατόπεδο συγκέντρ.
48) Λαδάς Κων/νος αδελφός Υπουργού √ " "
49) Παπακώστα Παναγιώτα σύζυγος λοχαγού αντιδρ. √ " "
50) Γιόλα Αθηνά αδελφή δοσιλόγου √ " "
51) Καλομοιρινού Νότα σύζυγος αντιδραστικού √ " "
52) Παπαδοπούλου Θεοδώρα σύζυγος χαφιέ √ " "
53) Παπαδοπούλου Έλη κόρη χαφιέ √ " "
54) Ξηρός Ιωάννης Ε.Δ.Ε.Σ. √ " "
55) Νικολής Πλάτων Ε.Δ.Ε.Σ. √ " "
56) Λαμπαράτου Μ. αδελφή χαφιέ √ " "
57) Λαμπαράτου Κ. αδελφή χαφιέ √ " "
58) Βοϊλή Μαρία Ε.Δ.Ε.Σ. √ " "
59) Ρηγάκη Όλγα Ε.Δ.Ε.Σ. σύζυγος ταγ/ρχου χωροφ/κής √ " "
60) Χατζηγρόδου Αικατερίνη σύζυγος αξ/κού √ " "
61) Ψαροπούλου Σοφία σύζυγος αξ/κού ταγ/του χωροφυλακής " "
62) Μαυρομιχάλη Γεωργία κόρη αξ/κού πεζικού √ " "
63) Βρότσου Ελένη Ε.Δ.Ε.Σ. " "
64) Κυριακίδου Δώρα Ε.Δ.Ε.Σ. " "

65/ Λιόσης Γεώργιος Ε.Δ.Ε.Σ. Στρατόπεδο Συγκέντρωσης
66/ Αθανασούλης Γεώργιος Ε.Δ.Ε.Σ. " "
67/ Παπαδάκης Αντώνιος Ταγματάρχης χωρ/κής " "
68/ Βασιλειάδης Νικόλαος Χίτης εκτελέσθη
69/ Τσαούσογλου Δημήτριος χωροφύλαξ Στρατόπεδο Συγκέντρωσης
70/ Τσιμπάκης Χρήστος ΕΔ.Ε.Σ. " "
71/ Περιβόλας Δημήτριος Λαγκαδηνά εκτελέσθη
72/ Μπακοπανάγος Νικόλαος αντιδραστικός Στρατόπεδο Συγκέντρωσης
73/ Μπουρίκας Δημήτριος χωροφύλαξ κάθαρμα " "
74/ Χαραλάμπους Γεώργιος Αξ/κός Ε.Λ. " "
75/ Λαζαρίδου Χαρίκλεια Ε.Δ.Ε.Σ. " "
76/ Γιαννίτση Λουίζα Βαβαρή " "
77/ Γιαννίτση Κατίνα Βαβαρή " "
78/ Κόττη Καίτη Ε.Δ.Ε.Σ. " "
79/

Κατά το διάστημα της νόμιμης λειτουργίας
έχουμε να πούμε τα κάτωθι [illegible]

1) Όσους αναφέρομεν ανωτέρω συλλάβαμε μέχρι σήμερον 78 άνδρες και γυναίκες εκ των οποίων εκτελέσθησαν 24

2) Το τμήμα εσχημάτισε για την καλή λειτουργία του μηχανισμού περιφερειών δύο (2) ομάδες αποτελούμενες από έξ (6) καθεμιά.

3) Η δύναμη του τμήματος αποτελείται εξ είκοσι-οκτώ (28) ανδρών [illegible] εκ των επτά (7) ανδρών μαχητικών οι οποίοι αποσπάσθησαν στο κέντρον για αντιτανκιστές και πυροβολητές

4) Τοποθετήσαμεν υπευθύνους για τον καλόν έλεγχον ανά έναν (1) μαχητή στις κάθε τοποθεσίες Ν. Φιλαδέλφεια, Ριζοσπάστη-Περισσού και Κουκουβάουνα.-

5) Η δύναμη του τμήματος Ν. Φιλ/φειας χωρίστηκε σε δύο (2) ομάδες ο Σταθμός Ριζοσπάστη-Περισσού σε δύο (2) ομάδες και ο Σταθμός της Κουκουβάουνας σε μία ομάδα.—

6) Μέχρι δεν διοργανώσαμε την υπηρεσία πληροφοριών [illegible]

Ν. Φιλαδέλφεια 22-12-44
Ο Τμηματάρχης

Τὸ τμῆμα Νέας Φιλαδελφείας τῆς Πολιτοφυλακῆς, «κατὰ τὴ διάρκεια τῆς νόμιμης λειτουργίας» του, συνέλαβε 78 πολίτας καὶ ἐξετέλεσε 24. Ἐκ τῶν συλληφθέντων καὶ ἐκτελεσθέντων οἱ 31 ἦσαν μέλη τοῦ ΕΔΕΣ, 1 τῆς ΕΛΔ τοῦ Ἠλ. Τσιριμώκου, 1 Ἀρχειομαρξιστὴς καὶ οἱ ὑπόλοιποι: μητέρες, σύζυγοι, ἀδελφοὶ καὶ θυγατέρες ἀξιωματικῶν ἢ ἄλλων προσώπων, τὰ ὁποῖα ἐθεώρει τὸ Κ.Κ.Ε. ὡς ἀντίθετα εἰς τὰς ἐπιδιώξεις του. Ἡ «Πολιτοφυλακή», ὅταν πρόκειται περὶ χωροφυλάκων, ἀστυφυλάκων, ἀξιωματικῶν ἢ μελῶν ἐθνικῶν ὀργανώσεων, ἀναφέρει τὴν ἰδιότητά των σαφῶς. Πολλάκις ὅμως χρησιμοποιεῖ τοὺς χαρακτηρισμοὺς «ἀσφάλεια», «ἀντιδραστικός», «γκεσταπίτης» κλπ., διὰ πρόσωπα τῶν ὁποίων δὲν ἔχει ἐξακριβώσει τὴν ἰδιότητα. Ἀρκεῖ ὅμως ἡ αὐθαίρετος καταγγελία διὰ τὴν ἐκτέλεσιν ἑνὸς πολίτου ἢ τὴν ἀποστολήν του εἰς στρατόπεδον συγκεντρώσεως!

ΟΙ ΑΓΩΝΙΣΤΑΙ ΤΗΣ ΕΘΝΙΚΗΣ ΑΝΤΙΣΤΑΣΕΩΣ ΚΑΙ ΟΙ ΣΥΓΓΕΝΕΙΣ ΤΩΝ ΑΞΙΩΜΑΤΙΚΩΝ, ΠΡΩΤΟΙ ΕΙΣ ΤΟΥΣ ΚΑΤΑΛΟΓΟΥΣ ΤΩΝ ΕΚΤΕΛΕΣΕΩΝ ΚΑΙ ΤΗΣ ΟΜΗΡΙΑΣ ΤΟΥ Κ.Κ.Ε.

Τὸ Κ.Κ.Ε. γκρεμίζει τὰ σπίτια τῶν βιοπαλαιστῶν







ΤΑ ΠΑΙΔΙΑ ΧΩΡΙΣ ΣΠΙΤΙ



ΤΑ ΤΡΑΜ ΑΝΑΤΡΕΠΟΝΤΑΙ ΚΑΙ ΓΙΝΟΝΤΑΙ ΟΔΟΦΡΑΓΜΑΤΑ









KKE






Η "ΚΥΒΕΡΝΗΣΙΣ,, ΤΟΥ ΕΑΜ - Η ΠΕΕΑ - ΝΟΜΙΜΟΠΟΙΕΙ ΤΑ ΕΓΚΛΗΜΑΤΑ



Ε.Λ.Α.Σ.
ΜΑΧΗΤΙΚΗ ΟΡΓΑΝΩΣΗ
ΔΙΟΙΚΗΣΗ ΣΤΕΡΕΑΣ
ΓΡΑΦΕΙΟ ΙΙΟ
ΑΡΙΘΜ. 3148

Π Ρ Ο Σ

Όλες τίς Διοικήσεις (ΙΙο Γραφεία.)

Παρακάτω σᾶς κοινοποιοῦμε τήν ὑπ' ἀριθμ. Θ πράξη τῆς "ΠΟΛΙΤΙΚΗΣ ΕΠΙΤΡΟΠΗΣ ΕΘΝΙΚΗΣ ΑΠΕΛΕΥΘΕΡΩΣΗΣ" καί σᾶς παρακαλοῦμε γιά τή φαρδειά της δημοσίευση.
Ἡ πράξη αὐτή τῆς Π.Ε.Ε.Α. πρέπει νά κοινοποιηθῆ καί σέ ὅλα τά Κ.Π.

Η ΔΙΟΙΚΗΣΗ ΣΤΕΡΕΑΣ

Γ. Ἀναγνωστόπουλος

Γιά τήν ἀκρίβειαν
Ὁ ΙΙο Γραφείο

Π Ρ Α Ξ Η Θ

"Τιμωρία τῶν ὀργάνων τῶν κατακτητῶν"

Ἔχοντας ὑπ' ὄψει τήν ἀπό 10 Μαρτίου 1944 Ἱδρυτική πράξη μας

Ἀποφασίζουμε

Ἄρθρο 1

Ὅποιος συνεργάζεται μέ τούς Γερμανούς καί τούς Βουλγάρους κατακτητές στή καταπολέμηση τοῦ Ἐθνικοῦ ἀγῶνα καί τήν καταπίεση τοῦ Ἑλληνικοῦ Λαοῦ, εἴτε με τή συμμετοχή του στή δῆθεν Κυβέρνηση πού αὐτοί ἐγκαθίδρυσαν, εἴτε μέ τήν κατάταξή του στά Τάγματα [illegible] Ἀσφαλείας πού συγκρότησαν, εἴτε μέ τήν ὑποστήριξη πού παρέχει σ' αὐτά τά ὄργανα τῶν κατακτητῶν, εἴτε μέ ὁποιονδήποτε ἄλλον τρόπο, κηρύσσεται ἐχθρός τῆς πατρίδας ἔνοχος ἐσχάτης προδοσίας καί τιμωρεῖται μέ τήν ποινή τοῦ θανάτου καί μέ δήμευση τῆς περιουσίας του.

Ἄρθρο 2

Ὅποιος ἀξιωματικός ἤ ὁπλίτης τῶν σωμάτων ἀσφαλείας πού ὑπῆρχαν πρίν ἀπό τή εἴσοδο τῶν κατακτητῶν στή χώρα, ἤ πολίτης παρέχει ἐνίσχυση στούς κατακτητή, καταδίδει ἀγωνιστές τῆς ἐλευθερίας, ἤ προβαίνει σέ πράξεις βίας, ἤ βοηθεῖ σέ τέτοιες πράξεις, συλλαμβάνει παραδίνει στούς κατακτητές Ἕλληνες πατριῶτες κηρύσσεται ἐχθρός τῆς πατρίδας, ἔνοχος ἐσχάτης προδοσίας καί τιμωρεῖται μέ τή ποινή τοῦ θανάτου καί μέ δήμευση τῆς περιουσίας του.

Ἄρθρο [illegible]

Ὅποιος ἀποχωρήσει ἀπ' τά Τάγματα τοῦ ἄρθρου 1, ἤ κατά τρόπο ἐμφανῆ, πάψει νά προβαίνει σέ ἐνέργειες πού προβλέπονται ἀπ' τά ἄρθρα 1 καί 2 καί δέν βαρύνεται μέ σοβαρές παραβάσεις αὐτῶν τῶν ἄρθρων, μπορεῖ νά ἀπαλλαγεῖ ἀπό κάθε ποινή.

Ἄρθρο [illegible]

Ἁρμόδια Στρατοδικεῖα γιά νά δικάζουν τ' ἀδικήματα τῶν ἄρθρων 1 καί 2 εἶναι τά Στρατοδικεῖα πού συγκροτοῦνται στήν Ἐλεύθερη Ἑλλάδα.

Στήν ἕδρα τῆς Ἐπιτροπῆς, 24 Μαρτίου 1944

Τα μέλη τῆς Π.Ε.Ε.Α.

ΕΥΡΙΠΙΔΗΣ ΜΠΑΚΙΡΤΖΗΣ, ΕΜΜΑΝΟΥΗΛ ΜΑΝΤΑΚΑΣ, ΓΕΩΡΓΙΟΣ [illegible], ΗΛΙΑΣ ΤΣΙΡΙΜΟΚΟΣ, ΚΩΣΤΑΣ ΓΑΒΡΙΗΛΙΔΗΣ

Θεωρήθηκε καί ἀριθμήθηκε
Στήν ἕδρα τῆς Ἐπιτροπῆς, [illegible] Μαρτίου 1944

Ὁ Γραμματέας τῆς Δικαιοσύνης
ΗΛΙΑΣ ΤΣΙΡΙΜΟΚΟΣ

Ὁ ΕΛΑΣ, ἡ «Πολιτοφυλακὴ» καὶ ἡ ΟΠΛΑ εὐχερῶς χαρακτηρίζουν ὡς συνεργάτην τῶν κατακτητῶν, οἱονδήποτε ἀντιτασσόμενον εἰς τὴν προδοτικὴν πολιτικὴν τοῦ Κ.Κ.Ε. Καὶ αἱ ἐκτελέσεις «νομιμοποιοῦνται»...

ΕΛΑΣ
ΓΕΝΙΚΟ ΣΤΡΑΤΗΓΕΙΟ
Δ/ΣΗ ΔΙΚΑΣΤΙΚΟΥ

67

Κατάσταση

'Αριθμητική τῆς κίνησης τῶν Στρατοδικείων τοῦ Ε.Λ.Α.Σ. ἀπό τή σύστασή τους (7 Οκτώβρη 1943) μέχρι 31 Μάρτη 1944

'Υποθέσεις: 425
Κατηγορούμενοι: 609
'Απαλλάχτηκαν: 130
Καταδικάστηκαν: 479

ΕΣΧΑΤΗ ΠΡΟΔΟΣΙΑ

Σύνολο: 270
'Απαλλάχτηκαν: 54
Καταδικάσθηκαν: 216
" σέ θάνατο 126
" σέ στερητική ἐλευθερίας ποινή: 90
" σέ χρηματική ποινή: —

'Από τούς καταδικασθέντας σέ θάνατο:
"Ετυχαν τοῦ εὐεργετήματος τῆς ἀναστολῆς: 5
'Εμετριάσθη ἡ ποινή τους σέ ἰσόβια δεσμά: 9
'Εκτελέσθηκαν: 111

'Από τούς καταδικασθέντας σέ στερητική τῆς ἐλευθερίας ποινή:
"Ετυχαν τοῦ εὐεργετήματος τῆς ἀναστολῆς: 25

ΣΤΡΑΤΙΩΤΙΚΑ ΑΔΙΚΗΜΑΤΑ

Σύνολο: 96
'Απαλλάχτηκαν: 18
Καταδικάσθηκαν: 78
" σέ θάνατο 6
" σέ στερητική ἐλευθερίας ποινή: 69
" σέ χρηματική ποινή: —

'Από τούς καταδικασθέντας σέ θάνατο:
"Ετυχαν τοῦ εὐεργετήματος τῆς ἀναστολῆς: 2
'Εμετριάσθη ἡ ποινή τους σέ ἰσόβια δεσμά: 4
'Εκτελέσθηκαν: 2

'Από τούς καταδικασθέντας σέ στερητική τῆς ἐλευθερίας ποινή:
"Ετυχαν τοῦ εὐεργετήματος τῆς ἀναστολῆς: 44

ΑΔΙΚΗΜΑ ΚΟΙΝΟΥ ΠΟΙΝΙΚΟΥ ΝΟΜΟΥ

Σύνολο: 242
'Απαλλάχτηκαν: 58
Καταδικάσθηκαν: 184
" σέ θάνατο: 45
" σέ στερητική τῆς ἐλευθερίας ποινή: 135
" σέ χρηματική ποινή: 5

'Από τούς καταδικασθέντας σέ θάνατο:
"Ετυχαν τοῦ εὐεργετήματος τῆς ἀναστολῆς: 16
'Εμετριάσθη ἡ ποινή τους σέ ἰσόβια δεσμά: 5
'Εκτελέσθηκαν: 24

'Από τούς καταδικασθέντας σέ στερητική τῆς ἐλευθερίας ποινή:
"Ετυχαν τοῦ εὐεργετήματος τῆς ἀναστολῆς: 42

Σ.Δ. Γεν. Στρατηγείου 1-8-44
Κ.Σ.
Ο Επιτελάρχης
Ν. ΠΑΠΑΣΤΑΜΑΤΙΑΔΗΣ
ΣΥΝ/ΡΧΗΣ

Κοινοποίηση
Προεδρείου Π.Ε.Ε.Α. (υ.τ.α)
Γραμ. Στρατ/κῶν-Δικαιοσύνης-Εσωτερικῶν (υ.τ.α)
Κ.Ε. Ε.Λ.Α.Σ. [illegible]-Ο.Μ. Μακεδονίας-ὅλες Μεραρχίες
Υ Ταξιαρχία-ΙΙ Ταξιαρχία-3/7 Σύν. Ιππικοῦ
Σχολή Αξ/κῶν-ΙΙα Γραφ. Γεν. Στρατηγείου

'Ακριβές ἀντίγραφο
Η Δ/ση Δικαστικοῦ
[illegible]

ΚΑΙ ΑΞΙΩΜΑΤΙΚΟΙ ΤΟΥ ΕΛΑΣ ΕΙΣ ΘΑΝΑΤΟΝ

[illegible]ΛΑΧΟΝ Σ.- ΠΙΝΑΚΑΣ(?) .-

[illegible] Στρατοδικείου.- Καταδίκαι κατ' άδικήματα [illegible] εντερ-[illegible] κατά τόν μήνα 'Ιούνη 1944

1/ Πολιτών

α/α	άρ.[illegible]	'Ονοματεπώνυμον	Κατοικία	πράξις	'Αποτέλεσμα.-
1/	31	[illegible]πουλος Στυλ.	Φραγκότσα(?)	Εσχάτ. Προδ.	Θάνατος.-
"	"	[illegible]θανασίου Νικ.	[illegible]ερινός	"	'Ισόβια δεσμ[illegible]
"	"	Δημητρόπουλος 'Ιωάν.	Πτρ. Καστοριάς	"	10 έτη φυλάκι[illegible]
"	"	[illegible]νάκης 'Αναστ.	" "	"	" " "

2/ ΑΞΙΩΜΑΤΙΚΩΝ.-

α/α	άρ.[illegible]	'Ονοματεπώνυμον	Κατοικία	πράξις	'Αποτέλεσμα.-
"	"	[illegible]τος . [illegible]ατάρχης	Θεσσαλονίκη	"	Θάνατος
"	"	[illegible] [illegible]λοχαγός	"	"	"
"	"	[illegible]νος έφ. [illegible]γός	Λάρισσα	"	"
"	"	[illegible] Θεόδωρος έφ. ανθ/γός	Θεσσαλονίκη	"	"
"	"	Τζουρ[illegible] Κοσμάς έφ. ανθ/γός	Πεντάλοφος	"	'Ισόβια δεσμ[illegible]
"	"	[illegible] Πέτρος έφ. ανθ/γός	Θεσσαλονίκη	"	10 έτη φυ/σι[illegible]
"	"	[illegible] Γεώργιος ενωματάρχης	Φλώρινα	"	5 " "
"	"	[illegible]ζίδης Τάσος Υπασ/κός	Πεντάβρυσος	"	'Ισόβια δεσμ[illegible]

Ε.Λ.Α. ΙΧης Μεραρχίας τῇ [illegible] 'Ιουλίου 1944

διά τήν Μεραρχίαν


ΙΩΑΝΝΗΣ ΚΑΡΑΓΙΑΝΝΗΣ - Συν/χης Μηχανικού

ΝΙΚΟΛΑΟΣ [illegible] .- Καπετάνιος

ΑΡΙΘ. [illegible]

'Υποβάλλεται πρός Γενικόν Στρατηγεῖον/είς διπλοῦν/ καί είς Ο.Μ.Μ./[illegible].-

ΕΝΑ ΑΙΜΑΤΗΡΟΝ ΤΡΙΜΗΝΟΝ ΤΗΣ XIII ΜΕΡΑΡΧΙΑΣ ΤΟΥ ΕΛΑΣ



[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]
18	[illegible]	[illegible]	[illegible]	17-6-44	5 [illegible]	
	[illegible]		[illegible]		3 [illegible]	[illegible]
19	[illegible]	[illegible]	[illegible] ΕΛΑΣ	12-6-44	[illegible]	
20	[illegible]	[illegible]	[illegible] προδοσία	12-6-44	[illegible]	
21	[illegible]	[illegible]	[illegible] προδοσία	12-6-44	[illegible]	
22	[illegible]	[illegible]	[illegible] προδοσία	13	[illegible]	
23	[illegible]	[illegible]	[illegible]	13-6-44	[illegible]	
24	[illegible]	[illegible]	[illegible]	13-6-44	[illegible]	
	[illegible]	[illegible]	108 [illegible]			
25	[illegible]	[illegible]	[illegible]	13-6-44	Θάνατος	[illegible]
	[illegible]				"	
	[illegible]				"	
26	[illegible]	[illegible]	[illegible]	14-6-44	15 έτη [illegible]	
	[illegible]				15 έτη [illegible]	
27	[illegible]				Θάνατος	[illegible] 10212/1.9.44 [illegible]
	[illegible]	[illegible]	[illegible] προδοσία	14-6-44	[illegible]	
	[illegible]				[illegible]	
28	[illegible]	[illegible]	[illegible]			
	[illegible]	[illegible]	προδοσία	17-6-44	[illegible]	
29	[illegible]	[illegible]	[illegible] ΕΛΑΣ	28-6-44	20 έτη [illegible]	
30	[illegible] ([illegible])	[illegible]	[illegible]	29-6-44	[illegible]	
31	[illegible] ([illegible])	[illegible]	[illegible]	29-6-44	[illegible]	
32	[illegible]	[illegible]	[illegible] προδοσία	29 [illegible]	3½ έτη [illegible]	
33	[illegible]	[illegible]	[illegible] προδοσία	6-7-44	[illegible]	
34	[illegible]	[illegible]	[illegible]	9-7-44	3 [illegible]	[illegible]
35	[illegible]	[illegible]	[illegible]	10-7-44	5 [illegible]	
36	[illegible]	[illegible]	[illegible]	12-7-44	[illegible]	


	Ονοματεπώνυμα	Κατοικία	Πράξις	[illegible]	Καταδίκη	Παρατηρήσεις
	[illegible] Δημήτριος	Πύργος Ηλείας			Ισόβια δεσμά	
	[illegible]	» »			Θάνατος	Μετετράπη διά του ΒΔ [illegible] εις ισόβια δεσμά
	[illegible] Δημήτριος	» »			5 έτη φυλάκισις	[illegible]
	[illegible] Κυριάκος	» »			απαλλαγή	
	[illegible] Χρήστος	» »			10 έτη ειρκτή	
	[illegible]	» »			απαλλαγή	
	[illegible] Γεώργιος	» »			απαλλαγή	
	[illegible] Μαρία	» »			απαλλαγή	
	[illegible]	[illegible]			5 έτη φυλάκισις	
	[illegible] Γεώργιος	Πύργος Ηλείας			απαλλαγή	
	[illegible] Χρήστος	» »			απαλλαγή	
	[illegible] Κυριάκος	Μεσσηνία			απαλλαγή	
37	[illegible] Γεώργιος	[illegible]			απαλλαγή	
	[illegible] Δημήτριος	»			απαλλαγή	
	[illegible]	Πύργος Ηλείας			5 έτη φυλάκισις	
	[illegible]	[illegible]			απαλλαγή	
	[illegible]	[illegible]			απαλλαγή	
	[illegible] Κυριάκος	»			απαλλαγή	
	[illegible]	[illegible]			απαλλαγή	
	[illegible]	» »			απαλλαγή	
	[illegible]	[illegible]			Θάνατος	[illegible] εις ισόβια δεσμά
	[illegible]	»			Θάνατος	[illegible] εις ισόβια δεσμά
	[illegible] Χρήστος	»			10 έτη ειρκτή	
	[illegible]	»			Θάνατος	[illegible] εις ισόβια δεσμά
	[illegible]	»	[illegible]		Θάνατος	[illegible] εις ισόβια δεσμά
38	[illegible] Κυριάκος	[illegible]	[illegible]	[illegible]	Ισόβια δεσμά	
	[illegible]		[illegible]		[illegible]	
39	[illegible]	[illegible]	[illegible]		Θάνατος	[illegible] εις ισόβια δεσμά
	[illegible] Γεώργιος	[illegible]	[illegible]	[illegible]	Θάνατος	[illegible] εις ισόβια δεσμά

α/α	Ονοματεπώνυμον	Κατοικία	[illegible]	Ημερομηνία [illegible]	Αποτέλεσμα	Παρατηρήσεις
[illegible]	Γεώργιος [illegible]	[illegible]	[illegible]	13-7-44	8 έτη ειρκτή	[illegible]
	Κωνσταντίνος [illegible]	[illegible]	[illegible]		10 έτη ειρκτή	[illegible]
41	[illegible]	[illegible]	του ΕΛΑΣ	14-7-44	10 έτη ειρκτή	[illegible]
42	[illegible] Αθανάσιος [illegible]	[illegible]	[illegible]	14-7-44	Ηθωώθησαν	
43	[illegible]	[illegible] 54 [illegible]	[illegible] ΕΛΑΣ	[illegible]-44	5 έτος φυλακίσεως	[illegible]
44	[illegible]	[illegible]	[illegible] ΕΛΑΣ	14-7-44	Ηθωώθη	
45	[illegible]	[illegible]	[illegible]	14-7-44	[illegible]	[illegible]
46	[illegible]	Καρδίτσα	[illegible]	15-7-44	[illegible]	
47	[illegible]	[illegible] 54ης [illegible]	[illegible]	15-7-44	Ηθωώθη	
[illegible]	[illegible] Ιωάννης				Θάνατος	[illegible]
48	[illegible]	[illegible]	[illegible]	15-7-44	10 έτη ειρκτή	
	[illegible]		ΕΛΑΣ		5 έτη φυλακίσεως	[illegible] δύο (2) ετών
[illegible]	[illegible]	[illegible]	[illegible]	18-7-44	[illegible]	
[illegible]	[illegible]	[illegible]	[illegible]	18-7-44	Ηθωώθη	
51	[illegible]	[illegible]	[illegible]	18-7-44	3 έτη φυλακίσεως	[illegible] ενός (1) έτους
52	[illegible]	[illegible]	[illegible]	22-7-44	Ηθωώθη	
53	[illegible]	[illegible]	[illegible] ΕΛΑΣ	22-7-44	5 έτη φυλακίσεως	[illegible] ενός (1) έτους
54	[illegible]	[illegible]	[illegible] ΕΛΑΣ	22-7-44	3 έτη φυλακίσεως	
55	[illegible]	Καρδίτσα	[illegible]	15-7-44	Θάνατος	[illegible] (10213/[illegible])
56	[illegible]	[illegible]	[illegible]	19-7-44	Θάνατος	[illegible]
57	[illegible]	Λαμία	[illegible]	24-7-44	Θάνατος	[illegible] (1021/[illegible]) [illegible]
58	[illegible]	[illegible]	[illegible]	24-7-44	7 έτη ειρκτή	
59	[illegible]	[illegible]	[illegible]	24-7-44	[illegible]	
60	[illegible]	[illegible]	[illegible]	25-7-44	[illegible]	
61	[illegible]	[illegible]	[illegible]	25-7-44	[illegible]	

[illegible] 1944

Ο [illegible]

Η Χ ΜΕΡΑΡΧΙΑ ΤΟΥ ΕΛΑΣ ΚΑΤΑΔΙΚΑΖΕΙ ΧΩΡΙΚΟΥΣ



[illegible]	[illegible]	Ἐσχάτη Προδοσία καὶ [illegible]	Ἰσόβια δεσμά	v	—	—	28	[illegible]
[illegible]	»	»	Φυλάκισις [illegible]	v	—	—		
[illegible]	[illegible]	Ἐσχάτη Προδοσία	Θάνατος	v	—	Χάρη		
[illegible]	[illegible]	Λιποταξία	Ἰσόβια δεσμά καὶ [illegible] τοῦ ΕΛΑΣ	v	—	—	30	»
[illegible]	»	»	»	v	—	—	»	»
[illegible]	[illegible]	Σαμποτάζ	Φυλάκισις [illegible] χρόνων καὶ [illegible]	v	Ἀναστολή	—	31	»
[illegible]	»	»	»	v	»	—	»	»
[illegible]	[illegible]	Ἠθικὴ αὐτουργία γιὰ λιποταξία	Φυλάκισις 5 χρόνων	v	Ὕφεση ἀπὸ 1 χρόνο	—	32	14-5-4[illegible]
[illegible]	[illegible]	Κατάχρησις ἐξουσίας	» 2 χρόνων	v	Ὕφεση ἀπὸ 3 μῆνες	—	33	»
[illegible]	»	[illegible] Α.Δ.	» 10 μηνῶν	v	Ἀναστολή	—	34	»
[illegible]	Γρανά	»	» 5 »	v	»	—	»	»
[illegible]	Κολάνη	Ἐσχάτη Προδοσία	Εἱρκτή 10 χρόνων	v	Ὕφεση ἀπὸ [illegible]	—	37	4-6-4[illegible]
[illegible]	[illegible]	Συνωμοσία	Φυλάκισις 1 χρόνου [illegible]	v	—	—	36	»
[illegible]	[illegible]	Ἐσχάτη Προδοσία	Ἰσόβια δεσμά	v	—	—	35	»
[illegible]	[illegible]	[illegible]	Ἰσόβια δεσμά – [illegible] ΕΛΑΣ	v	—	—	38	»
[illegible]	Καταφύγι	Ἐσχάτη Προδοσία, [illegible]	[illegible]	v	—	—	39	11-6-4[illegible]
[illegible]	»	»	Πρόσκαιρα δεσμά 20 χρόνια	v	—	—	»	»
[illegible]	»	»	Ἰσόβια δεσμά	v	—	—	»	»
[illegible]	»	»	»	v	—	—	»	»
[illegible]	[illegible]	Ἐσχάτη Προδοσία	[illegible]	v	—	—	[illegible]	»
[illegible]	[illegible]	»	Ἰσόβια δεσμά	v	—	—	[illegible]	»
[illegible]	[illegible]	Ἀπόπειρα φόνου	Εἱρκτή 10 χρόνων	v	—	—	42	18-6-4[illegible]
[illegible]	[illegible]	[illegible]	Ἰσόβια δεσμά	v	—	—	43	
[illegible]	»		»	v	—	—	»	»
[illegible]	ΕΛΑΣ	[illegible]	Φυλάκισις 6 μηνῶν	v	—	—	44	»
[illegible]	»	»	»	v	—	—	44	»
[illegible]	»	»	»	v	—	—	45	»
[illegible]	[illegible]	Ἐσχάτη Προδοσία	Ἰσόβια δεσμά	v	[illegible]	—	46	25-[illegible]
[illegible]	[illegible]	[illegible]	Φυλάκισις 2 μηνῶν	v	Ἀναστολή	—	47	»
[illegible]	..	»	»	v	»	—	»	»
[illegible]	..	»	»	v	»	—	»	»
[illegible]	..	»	»	v	»	—	»	»
[illegible]	..	»	»	v	»	—	»	»

[illegible]

Ἡ αὐτοκριτικὴ τοῦ Κ.Κ.Ε. διὰ τὸν ΕΛΑΣ

«Ἡ κομματικὴ καθοδήγηση τοποθέτησε καπετάνιο τοῦ Γενικοῦ Στρατηγείου (τοῦ ΕΛΑΣ) τὸ Θανάση Κλάρα, ποὺ ἔκανε δήλωση καὶ ἀποκήρυξε τὸ Κ.Κ.Ε. στὴν 4ην Αὐγούστου καὶ ἦταν γνωστὸς γιὰ τὶς ἀλήτικες ἐκδηλώσεις του. Δίπλα στὸν Κλάρα καπετάνιοι τῶν περισσοτέρων Μεραρχιῶν καὶ Ταξιαρχιῶν (τοῦ ΕΛΑΣ) τοποθετήθηκαν πρώην δηλωσίες καὶ διαγραμμένοι ἀπὸ τὸ Κ.Κ.Ε. γιὰ ὕποπτοι (Ξυνός, Καραπαναγιώτης κ.λ.π.). Στρατιωτικὰ στελέχη συγκεντρώθηκαν στὸν ΕΛΑΣ ἀνίκανοι ἀξιωματικοὶ τοῦ παληοῦ στρατοῦ καὶ τὸ χειρότερο ὕποπτοι. Ἑκατοντάδες τυχοδιῶκτες πλούτισαν σὲ βάρος τοῦ Κόμματος. Οἱ γραμματεῖς τῶν Ὀργανώσεων ἦταν ἀνεξέλεγκτοι. Ἀρκεῖ ν' ἀναφέρουμε τὶς προῖκες ποὺ παῖρναν τέτοιου εἴδους στελέχη στὴ Ρούμελη, τὸ Κιλκίς, τὴ Βέρροια κ.λ.π., γιὰ ν' ἀντιληφθοῦμε πῶς χαλάσαμε τότε τοὺς ἀνθρώπους».

«ΝΕΟΣ ΚΟΣΜΟΣ», θεωρητικὸν ὄργανον τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε., τεῦχος 9ον, Σεπτέμβριος 1950

Τὸ Κ.Κ.Ε. διαλύει τὸν στρατὸν εἰς τὴν Μ. 'Ανατολὴν

Τὸν 'Απρίλιον τοῦ 1944, ὁ ΕΛΑΣ, κατόπιν διαταγῆς τοῦ ἡγέτου τοῦ Κ.Κ.Ε., διαλύει τὸ 5)42 Σύνταγμα ἀνταρτῶν τῆς ΕΚΚΑ εἰς τὴν Ρούμελην καὶ δολοφονεῖ τὸν συνταγματάρχην Ψαρρὸν καὶ τοὺς ἄνδρας του. Ὁ 'Αλ. Σβῶλος ἐχαρακτήρισε τὴν πρᾶξιν αὐτὴν ὡς ἐγκληματικήν.

Τὸν ἴδιον μῆνα, τὸν 'Απρίλιον τοῦ 1944, οἱ κομμουνισταὶ τοῦ ΕΑΜ ὠργάνωσαν τὸ «κίνημα τῆς Μέσης 'Ανατολῆς», μὲ ἀποτέλεσμα νὰ ἀχρηστεύσουν τὰς ἑλληνικὰς ἐνόπλους δυνάμεις (στρατόν, στόλον καὶ ἀεροπορίαν), παρ' ὅλον ὅτι ἡ συμβολή των εἰς τὸν ἀγῶνα κατὰ τῶν φασιστικῶν δυνάμεων εἰς τὴν Μεσόγειον τὴν Ἑλλάδα καὶ τὴν 'Ιταλίαν ἐκρίνετο ὡς ἀπαραίτητος ἀπὸ τὸ Συμμαχικὸν Στρατηγεῖον. Καὶ τὸ κίνημα αὐτὸ τῶν κομμουνιστῶν τὸ ἀπεδοκίμασε, ἐπίσης, ὁ ἴδιος ὁ πρόεδρος τῆς «κυβερνήσεως» τοῦ ΕΑΜ 'Αλ. Σβῶλος.

'Αλλὰ τὸ Κ.Κ.Ε. ἐξακολουθεῖ νὰ θεωρῇ τὴν διάλυσιν τῶν ἑτοιμοπολέμων ἑλληνικῶν ἐνόπλων δυνάμεων «σὰ μιὰ φάση στὸν ἀγῶνα γιὰ τὴν ἐθνικὴν ἀπελευθέρωση»

«...Ἐπηκολούθησεν ἀληθὴς συμφορά. Ἓν τῶν μεγαλυτέρων σαμποτὰζ τοῦ λήξαντος πολέμου, συνετελέσθη εἰς τὴν Ταξιαρχίαν. Ἦτο ἕτοιμος διὰ τὴν Ἰταλίαν. Ἐννεακόσια ὀχήματα, κάρριερς ἑκατόν, μοτοσυκλέτες, πυροβολικόν, ἀντιαεροπορικὸν καὶ ἀντιαρματικὸν τοιοῦτον, ὅλμοι, ὅλα συνετρίβησαν ὑπὸ τῶν κακοποιῶν. Μὲ «βαρειὲς» συνέτριβαν τὰς μηχανὰς τῶν ὀχημάτων, τὰ κλεῖστρα τῶν πυροβόλων τὰ ἐξηφάνισαν ἀχρηστεύοντες αὐτά. Συμφορὰ ἀληθὴς ἔλαβεν χώραν ἐκεῖ... Μερικοὶ κακοποιοί, ἐλάχιστοι, συνέτριψαν ὁλόκληρον Ταξιαρχίαν, κατέστρεψαν ἀνεκτίμητον ὑλικόν, ἐξηυτέλισαν τὴν Ἑλλάδα».

(Ἀπὸ τὴν ἔκθεσιν τοῦ πρώην Μητροπολίτου Καρυστίας κ.κ. ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ).

Καὶ τὰ πολεμικά μας πλοῖα, καταληφθέντα ἀπὸ τοὺς κομμουνιστὰς στασιαστάς, ἠρνοῦντο νὰ συνεχίσουν τὸν ἀγῶνα κατὰ τῶν φασιστῶν. Ἠρνοῦντο ἀκόμη καὶ νὰ συνοδεύσουν σκάφη μὲ τρόφιμα προοριζόμενα διὰ τὴν Ἑλλάδα...

καὶ καταστρέφει τὸν πολεμικὸν ἐξοπλισμόν του

'Από τὴν συμφωνίαν τῆς Βάρκιζας....

Τὴν 12ην Φεβρουαρίου 1945 ὑπεγράφη ἡ Συμφωνία τῆς Βάρκιζας. Ὁ δεύτερος ἔνοπλος γῦρος τοῦ Κ.Κ.Ε., τὸ δεκεμβριανὸν κίνημα, εἶχε συντριβῆ ἀπὸ τὸν ἑλληνικὸν λαόν, μὲ τὴν βοήθειαν τῶν συμμάχων του.

Τὸ Κ.Κ.Ε., μετὰ τὴν Συμφωνίαν τῆς Βάρκιζας, ὑπόσχεται νὰ πολιτευθῆ κατὰ τρόπον δημοκρατικὸν καὶ νὰ βοηθήση εἰς τὴν «ὁμαλὴ πολιτικὴ ἐξέλιξη»:

«'Αντιμετωπίζουμε τὸ πρόβλημα τῆς εἰρηνεύσεως τῆς χώρας καὶ τῆς ἀποκαταστάσεως τῶν λαϊκῶν ἐλευθεριῶν. Δηλώνουμε καὶ πάλι πὼς εἴμαστε διατεθειμένοι νὰ συντείνουμε μὲ ὅλες μας τὶς δυνάμεις στὴν πραγματοποίηση αὐτοῦ τοῦ σκοποῦ, ποὺ ἀποτελεῖ ἀπαραίτητη προϋπόθεση γιὰ νὰ μπῆ ἡ χώρα στὸν δρόμο τῆς ὁμαλῆς δημοκρατικῆς ἐξελίξεως, τῆς ἀνοικοδομήσεως καὶ τῆς προκοπῆς».

ΓΕΩΡΓΙΟΣ ΣΙΑΝΤΟΣ

«Τὸ σύνθημα αὐτὸ τῆς ὁμαλῆς δημοκρατικῆς ἐξέλιξης, μᾶς διευκολύνει νὰ καταχτήσουμε τὶς μᾶζες, νὰ τὶς συγκεντρώσουμε γύρω ἀπὸ τὸ πρόγραμμα τῆς Λαϊκῆς Δημοκρατίας, νὰ τὶς πείσουμε, μὲ τὴν ἴδια τους τὴν πεῖρα, γιὰ τὴν ἀνάγκη τῆς καινούργιας ἐξόρμησης».

Δ. ΠΑΡΤΣΑΛΙΔΗΣ, «Νέος Κόσμος», Αὔγουστος 1950

«Ἡ στρατηγικὴ τοῦ Κ.Κ.Ε. στὴν ἄμεση μεταβαρκιζιανὴ περίοδο, ἦταν στρατηγικὴ ὕστερα ἀπὸ μιὰ ἀναγκαστικὴ ὑποχώρηση, στρατηγικὴ ὑποχωρητικοῦ ἑλιγμοῦ, ποὺ ὅμως γρήγορα πέρασε στὴν ἀνασύνταξη τῶν δυνάμεων γιὰ τὸ πέρασμα στὴ νέα ἐπίθεση. Ἡ ἀνασύνταξη αὐτὴ βασικὰ τελείωσε στὴ 2η Ὁλομέλεια τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε. (12-15 Φερβουαρίου 1946), ποὺ συνῆλθε, ὄχι τυχαία, ἕνα ἀκριβῶς χρόνο ἀπ' τὴ μέρα ποὺ ὑπογράφτηκε ἡ Συμφωνία τῆς Βάρκιζας».

Ν. ΖΑΧΑΡΙΑΔΗΣ, «Προβλήματα καθοδηγήρεως τοῦ ΚΚΕ»

Ὅταν τὸ ΚΚΕ ὑπέγραφε τὴν Συμφωνίαν τῆς Βάρκιζας, εἶχεν ἀποφασίσει τὴν κήρυξιν τοῦ συμμοριτοπολέμου.

.... εἰς τὸν συμμοριτοπόλεμον

Ἀπρίλιος 1946 - Αὔγουστος 1949: Ὁ συμμοριτοπόλεμος

ΟΡΓΑΝΩΤΗΣ: ΣΟΒΙΕΤΙΚΗ ΕΝΩΣΙΣ

ΟΡΓΑΝΟΝ: ΤΟ Κ.Κ.Ε.

ΕΝΙΣΧΥΤΑΙ: ΑΙ "ΛΑΪΚΑΙ ΔΗΜΟΚΡΑΤΙΑΙ„

Ἀπώλειαι τοῦ Ἔθνους

1. Ἀξιωματικοί: 1025 (ἔναντι 678 τοῦ πολέμου τοῦ 1940-41)
2. Ὁπλῖται: 14.535 (» 13.245 » » » » »)
3. Ἀνάπηροι ἀξιωματικοί: 2.243
4. Ἀνάπηροι ὁπλῖται: 34.666
5. Σφαγιασθέντες πολῖται: 4.123
6. Σφαγιασθέντες κληρικοί: 165
7. Αἰχμαλωτισθέντες ἀπὸ τὸ ΚΚΕ. 3.050
8. Ἀπαχθέντα παιδιά: 28.000
9. Ἀπαχθέντες πολῖται: 20.000
10. Συμμοριόπληκτοι 700.000

(7–9:) Μετεφέρθησαν εἰς τὰς κομμουνιστικὰς χώρας

Οἱ συμμορῖται καὶ οἱ ὑπ' αὐτῶν βιαίως στρατολογηθέντες, ποὺ ἔπεσαν μαχόμενοι κατὰ τῆς Ἑλλάδος, ἀνέρχονται εἰς 70.000.

ΤΟ ΚΚΕ ΕΣΤΕΡΗΣΕ ΑΠΟ 170.000 ἀνθρώπους τὴν ζωήν, τὴν ὑγείαν καὶ τὴν ἐλευθερίαν.

Καταστροφαὶ ἄνω τῶν 380.000.000 δολλαρίων ἢ 11.500.000.000 δραχμῶν

Οἱ συμμορῖται τοῦ Κ.Κ.Ε. προέβησαν εἰς σκοπίμους και ἐκτεταμένας καταστροφὰς τοῦ ὑλικοῦ πλούτου τῆς χώρας:

1. Γεωργικὰ μηχανήματα καὶ προϊόντα.................	2.500.000.000 Δρχ.
2. Ζῶα καὶ κτηνοτροφικὰ προϊόντα....................:	2.000.000.000 Δρχ.
3. Δάση, δασικὰ προϊόντα καὶ ξυλεία...................:	700.000.000 Δρχ.
4. Ἐργοστάσια, τεχνικὰ μέσα κλπ	300.000.000 Δρχ.
5. Γέφυραι, σιδηροδρομικαὶ γραμμαί, αὐτοκίνητα, βαγόνια κλπ.	210.000.000 Δρχ.
6. Οἰκοσκευαί, τρόφιμα κλπ. .:	1.500.000.000 Δρχ.
7. Δημόσια κτίρια, Ἐκκλησίαι, Σχολεῖα...................:	160.000.000 Δρχ.
8. Καταστραφεῖσαι οἰκοδομαὶ καὶ ἀγροτικαὶ ἐγκαταστάσεις (61.600) ....:	4.000.000.000 Δρχ.
ΣΥΝΟΛΟΝ	11.370.000.000 Δρχ.

Δαπάναι διὰ τὴν συντήρησιν τῶν 700.000 συμμοριοπλήκτων, ζημίαι ἀπὸ τὴν ἀπόσπασιν 1.000.000 ἀνθρώπων ἀπὸ τὴν παραγωγήν, ηὐξημέναι δαπάναι διὰ τὴν καταπολέμησιν τοῦ συμμοριτισμοῦ, ΣΥΝΟΛΟΝ Δρχ. 3.500.000.000.

Τὸ Κ.Κ.Ε. ἐζημίωσε τὸ ἔθνος κατὰ 450.000.000 δολ. συνολικῶς. Χωρὶς τὸν συμμοριτοπόλεμον, ἡ Ἑλλὰς θὰ εἶχε φθάσει εἰς βιοτικὸν ἐπίπεδον τὰς πλέον προηγμένας χώρας τῆς Δυτικῆς Εὐρώπης.

Η ΡΩΣΙΑ ΚΑΙ ΟΙ ΔΟΡΥΦΟΡΟΙ ΒΟΗΘΟΥΝ ΤΟ Κ.Κ.Ε.

«Όταν τὸ ΚΚΕ, στὴ 2η Ὁλομέλεια τῆς Κ.Ε., ἀκριβῶς ἕνα χρόνο μετὰ τὴ συνθηκολόγηση τῆς Βάρκιζας, ἔπαιρνε τὴν ἱστορικὴ ἀπόφαση γιὰ τὸ δεύτερο ἔνοπλο ἀγώνα, στηρίζονταν:


α) Στὸ ὅτι στὴ χώρα μας ἀναπτύσσεται καὶ φουντώνει ἡ ἐπαναστατικὴ κρίση. Καί,

β) Στὸ ὅτι στὰ νῶτα μας ὑπῆρχαν οἱ Λαϊκὲς Δημοκρατίες ποὺ ἀντιρόπιζαν τὸν ἀρνητικὸ παράγοντα τῆς ἀγγλικῆς καὶ κατόπιν τῆς ἀμερικανικῆς κατοχῆς στὴν Ἑλλάδα.

Εἶναι σωστὴ ἡ θέση αὐτὴ τοῦ Κόμματος; Εἶναι πέρα γιὰ πέρα σωστή. Ἡ θέση αὐτὴ ὑπολογίζει τὶς ἐσωτερικὲς συνθῆκες τῆς ἐπανάστασης καὶ τὶς ἐξωτερικὲς δυνατότητες, παίρνοντας ὑπ' ὄψη, ὅτι δὲν ἔχουμε νὰ κάμουμε μόνον μὲ τὴν ἐσωτερικὴ ἀντίδραση, μὰ καὶ μὲ τὸν ἀγγλικὸ καὶ κατόπιν τὸν ἀμερικανικὸ παράγοντα. Γιὰ μᾶς ἡ ὕπαρξη τῶν Λαϊκῶν Δημοκρατικῶν μετόπισθεν, ἦταν ΑΜΕΣΗ ΕΦΕΔΡΕΙΑ. Μόνο οἱ τυχοδιῶκτες καὶ ἐκεῖνοι ποὺ συνειδητὰ ἐπιδιώκουν τὴν ἧττα τῆς ἐπανάστασης, δὲν ὑπολογίζουν τοὺς ἐξωτερικοὺς παράγοντες, ὅλες τὶς ἐφεδρεῖες τῆς ἐπανάστασης».

Β. ΜΠΑΡΤΖΩΤΗΣ, «Νέος Κόσμος», Σεπτέμβριος 1952

ΜΕΤΑ ΤΗΝ ΑΠΟΦΑΣΙΝ ΤΟΥ ΚΚΕ ΤΟΥ ΦΕΒΡΟΥΑΡΙΟΥ 1945 ΔΙΑ ΤΗΝ ΕΞΑΠΟΛΥΣΙΝ ΤΟΥ ΣΥΜΜΟΡΙΤΟΠΟΛΕΜΟΥ, Η ΜΟΣΧΑ ΑΝΕΚΑΛΕΣΕΝ, ΑΝΑΙΤΙΩΣ, ΤΟΝ ΕΝ ΑΘΗΝΑΙΣ ΠΡΕΣΒΕΥΤΗΝ ΤΗΣ.


308

Δ Ι Α Τ Α Γ Η


Β Λ Α Ν Τ Α Σ

Αἱ συμμορίαι τοῦ Κ.Κ.Ε. εἶχαν τὴν πλήρη στρατιωτικὴν βοήθειαν τῶν βαλκανικῶν δορυφόρων τῆς Ρωσσίας: ὁπλισμόν, τρόφιμα, ἐκπαίδευσιν, παροχὴν ἀσύλου διὰ τακτικοὺς ἐλιγμούς, ραδιοφωνικὴν προπαγάνδαν, διπλωματικὴν ἐνίσχυσιν κλπ. Εἰδικὸν κλιμάκιον τοῦ ΟΗΕ διεπίστωσεν, ὅτι οἱ δορυφόροι παρεῖχαν εἰς τοὺς συμμορίτας καὶ προστασίαν διὰ τοῦ προβολικοῦ των, ὁσάκις ἐπιέζοντο ἀπὸ τὸν ἑλληνικὸν στρατόν.
Εἰς τὴν ἀνωτέρω διαταγὴν τοῦ κομμουνιστοῦ ἡγέτου Βλαντᾶ, δίδονται ὁδηγίαι διὰ τὴν στρατολόγησιν συμμοριτῶν ἀπὸ τὰς δορυφόρους χώρας. Ὁ Βλαντᾶς γράφει: «Γιὰ τὴν ἐργασία αὐτὴ νὰ ζητήσετε βοήθεια ἀπὸ τὴ Λαϊκὴ ἐξουσία καὶ τὶς δημοκρατικὲς ὀργανώσεις» τῶν «Λαϊκῶν Δημοκρατιῶν».

Οἱ 'Αλβανοὶ ἐφοδιάζουν μὲ ὅπλα τοὺς συμμορίτας



'Αλβανικὰ βενζινόπλοια, ἓν ἐκ τῶν ὁποίων κατεβυθίσθη εἰς τὸν κόλπον τοῦ Φωκιανοῦ ἀπὸ τὸν Βορειοηπειρώτην πλωτάρχην τότε τοῦ Β.Ν. Π. Σπυρομίλιον, μετέφεραν πολεμικὸν ὑλικὸν καὶ εἰς τὴν Πελοπόννησον, διὰ τὴν ἐνίσχυσιν τῶν συμμοριτῶν. Εἰς τὴν φωτογραφίαν εἰκονίζονται: 1) 'Ο ἀρχισυμμορίτης Κ. Μποσακίδης, 2) στέλεχος τοῦ Κ.Κ.Ε., 3) 'Ο ἀρχισυμμορίτης Κ. Κανελλόπουλος, 4) ὁ ἀρχισυμμορίτης «Καπετὰν Σπῦρος»—Παῦλος Μπούσιος καὶ 5) 'Ο 'Αλβανὸς ἀξιωματικὸς Κόστα.—«Κάπου στὴ Πελοπόννησο», κατὰ τὸν συμμοριτοπόλεμον!


ΥΠΟΜΝΗΜΑ
Δρομολόγια εισόδου εις τα Βόρεια Γειτονικά Κράτη Ελλήνων Φυγάδων
Γραμμαί εισβολής των συμμοριτών από τα Βόρεια Γειτονικά Κράτη εις Ελλάδα (από αρχάς 1946 μέχρι σήμερον)
Η. Γραφείον εξυπηρετήσεως συμμοριακού αγώνος
Τ. Στρατόπεδα εκπαιδεύσεως
Α. Σταθμοί πρώτων βοηθειών
Νοσοκομεία
Σ. Στρατόπεδα κ. αναρρωτήρια
Ο. Αποθήκαι κ. Κέντρα ανεφοδιασμού
Στρατόπεδα
MEMORANDUM
Aid to guerrillas Bureau
Training Camps
First-aid stations
Hospitals
Camps and Convalescent centers
Stores and supply points
Camps
ΒΕΛΙΓΡΑΔΙΟΝ
BEOGRAD
ΣΟΦΙΑ
ΤΙΡΑΝΑ
TIRANA
ΘΕΣ/ΝΙΚΗ
SALONIKA

Βούλγαροι εἰς τὰς τάξεις τῶν συμμοριτῶν


— 6 —

— 7 —

ЛИЧНА КАРТА №

Щаба на

удостовѣрява, че

е на действителна служба и служи

Същиятъ има право да пѫтува по Б. Д. Ж. и съ корабитѣ на Б. Р. П. и Б. М. Ф. въ кл.

Настоящата лична карта му се дава, за да му послужи кѫдето трѣбва.

гр. 1945 год.

Години 20

'Η ὑπ' ἀριθ. 645 Βουλγαρικὴ ταυτότης τοῦ Μιχαὴλ Βαγγέλεφ Κανούτσοβ. 'Ο Βούλγαρος κατετάγη εἰς τὰς συμμορίας τοῦ Καπετὰν Φωτεινοῦ τὸν Αὔγουστον τοῦ 1946 καὶ ἐφονεύθη τὴν 18ην 'Απριλίου 1947 εἰς τὸ ὕψωμα Λίπα, κατὰ τὰς ἐπιχειρήσεις τῆς 33ης Ταξιαρχίας τοῦ ἑλληνικοῦ στρατοῦ κατὰ τῶν κομμουνιστῶν συμμοριτῶν. 'Η ταυτότης εὑρέθη ἐπὶ τοῦ φονευθέντος Βουλγάρου ἐπιλοχίου Κανούτσοβ.

Εἰς τὸ μέσον, ἄνω σειρά, ὁ κομμουνιστὴς συμμορίτης Βασίλειος Παπαγεωργίου, μὲ δύο συντρόφους του, φέροντας βουλγαρικῆς κατασκευῆς ὁπλισμόν. Ἀλλὰ ὁ τρίτος τῆς σειρᾶς, σύντροφος τοῦ Παπαγεωργίου, δὲν εἶναι Ἕλλην, εἶναι Βούλγαρος ὑπαξιωματικός, ἐντεταγμένος εἰς τὸν «δημοκρατικὸ στρατὸ Ἑλλάδας» τοῦ Κ.Κ.Ε.






Βούλγαροι καὶ συμμορῖται, φωτογραφοῦνται πρὸ τῶν ἀποκεκομμένων κεφαλῶν τῶν κοινῶν ἐχθρῶν των: τῶν Ἑλλήνων πατριωτῶν.



Βούλγαροι καὶ συμμορῖται χορεύουν! Ἡ συμμαχία Βουλγάρων καὶ Κ.Κ.Ε. εἶναι ἐγκαρδία.

ΕΝΑΣ ΚΟΜΜΟΥΝΙΣΤΗΣ ΕΛΕΓΧΕΙ ΤΟΥ ΣΥΜΜΟΡΙΤΑΣ



Ὁ Βασ. Χόντζος, στέλεχος τοῦ ΚΚΕ, γράφει τὴν 23ην Ἰουνίου 1950, μεταξὺ τῶν ἄλλων:

«Σεῖς ποὺ ὑποσχεθήκατε δημοκρατία καὶ ἰσοπολιτεία, ἐνῶ ἐγκαθιδρύσατε στὶς κατεχόμενες ἀπὸ τοὺς ἀντάρτες περιοχὲς στυγνὴ τρομοκρατία, ὄχι μόνον ἐνάντια στὸ Λαό, ἀλλὰ καὶ ἐνάντια σ' αὐτὸ τὸ «δημοκρατικὸ στρατό»...

Τὸ ἡμερολόγιον τῆς προδοσίας

12 Φεβρουαρίου 1945: Μετὰ τὴν ὑπογραφὴν τῆς Συμφωνίας τῆς Βάρκιζας, τὸ Κ.Κ.Ε. δίδει ἐντολὴν νὰ «κρυφτοῦν τὰ ὅπλα τοῦ ΕΛΑΣ».

12 Φεβρουαρίου 1946: Ἡ 2α Ὁλομέλεια τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε. ἀποφασίζει τὴν ἔναρξιν τοῦ συμμοριτοπολέμου.

30 Μαρτίου 1946: Ὁ καπετὰν Μπαρούτας τοῦ ΚΚΕ ἐπιτίθεται τὴν παραμονὴν τῶν βουλευτικῶν ἐκλογῶν τῆς 31ης Μαρτίου 1946 κατὰ τοῦ Λιτοχωρίου.

Αὔγουστος 1946: Ἐξέρχεται εἰς τὸ βουνὸ ὁ Μάρκος Βαφειάδης, καπετάνιος τῶν Μεραρχιῶν τοῦ ΕΛΑΣ Μακεδονίας, διὰ ν' ἀναλάβῃ τὸν συντονισμὸν καὶ τὴν ἡγεσίαν τῶν συμμοριτῶν.

Ἰούνιος 1947: Εἰς τὸ συνέδριον τοῦ Κ.Κ.Γ. τοῦ Στρασβούργου, τὸ Κ.Κ.Ε. δηλώνει—διὰ τοῦ Μ. Πορφυρογένη—ὅτι «ἡ ἀνάπτυξη τοῦ δημοκρατικοῦ στρατοῦ, ἀποκρυσταλλώνεται κι' ὅλας πρὸς τὴ δημιουργία μιᾶς λεύτερης δημοκρατικῆς Ἑλλάδας, μὲ δική της κυβέρνηση καὶ δική της κρατικὴ ὑπόσταση».

Αὔγουστος 1947: Τὸ Γενικὸν Ἀρχηγεῖον τοῦ «Δημοκρατικοῦ στρατοῦ», δημοσιεύει τὸ «Σύνταγμα τῆς Ἐλεύθερης Ἑλλάδας».

Σεπτέμβριος 1947: Ἡ 3η Ὁλομέλοια τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε. κηρύσει, ἐπισήμως, τὸν συμμοριτοπόλεμον καὶ τάσσεται ὑπὲρ τοῦ «Δημοκρατικοῦ Στρατοῦ», μὲ τὸ ψευδὲς ἐπιχείρημα ὅτι διεξάγονται διαπραγματεύσεις «γιὰ τὴν εἴσοδο τουρκικοῦ στρατοῦ στὴ Δυτικὴ Θράκη».

24 Δεκεβρίου 1947: Σχηματίζεται ἡ «Προσωρινὴ Δημοκρατικὴ Κυβέρνηση» τῶν συμμοριῶν τοῦ Κ.Κ.Ε.

30 Ἰανουαρίου 1949: Ἡ 5η Ὁλομέλεια τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε. διεκήρυξεν ὅτι ἀποβλέπει εἰς τὴν ἀπόσπασιν τῆς Μακεδονίας ἀπὸ τὴν Ἑλλάδα:

«Στὴ Βόρεια Ἑλλάδα, ὁ μακεδονικὸς λαὸς τἄδωσε ὅλα γιὰ τὸν ἀγῶνα καὶ πολεμᾶ μὲ μιὰ ὁλοκλήρωση ἡρωϊσμοῦ καὶ αὐτοθυσίας ποὺ προκαλοῦν τὸ θαυμασμό. Δὲν πρέπει νὰ ὑπάρχῃ καμμιὰ ἀμφιβολία, ὅτι σὰν ἀποτέλεσμα τῆς νίκης τοῦ «Δημοκρατικοῦ Στρατοῦ Ἑλλάδας» καὶ τῆς λαϊκῆς ἐπανάστασης, ὁ μακεδονικὸς λαὸς θὰ βρῆ τὴν πλήρη ἐθνικὴ ἀποκατάσταση του, ἔτσι ὅπως τὸ θέλει ὁ ἴδιος, προσφέροντας σήμερα τὸ αἷμα του γιὰ νὰ τὴν ἀποκτήση».

Ὁδηγίαι τοῦ ΚΚΕ πρὸς ἐφαρμογὴν τῆς 5ης ὁλομελείας

«1. Ἡ ΝΟΦ ἀναλαμβάνει τὴν πολιτικὴν διοίκησιν τῶν νομῶν α) Καστοριᾶς, β) Φλωρίνης καὶ γ) Ἐδέσσης καὶ ὅλα τὰ στελέχη τοῦ ΚΚΕ ὑποχρεώνονται νὰ ὀργανωθοῦν στὶς ὀργανώσεις τῆς ΝΟΦΑ, ΑΦΖ καὶ ΝΟΜΣ.

2. Ἡ ΝΟΦ θὰ διορίζει τὶς λαϊκὲς ἐπιτροπὲς τῶν χωριῶν στὴν ἐλεύθερη περιοχὴ τῶν τριῶν νομῶν ποὺ θ' ἀποτελοῦνται κατὰ τὸ μισὸ ἀπὸ νοφῖτες καὶ κατὰ τὸ ἄλλο μισὸ ἀπὸ μέλη τοῦ ΚΚΕ.

3. Ἡ στρατολογία θὰ γίνεται ἀπὸ τὴν γυναικεία ὀργάνωση τῆς ΝΟΦ (τὴν ΑΦΖ) καὶ ποὺ στοὺς κόλπους της θὰ συμπεριλάβη ὅλα τὰ γυναικεῖα μέλη τοῦ ΚΚΕ.

4. Σὲ κάθε τμῆμα τοῦ Δημοκρατικοῦ στρατοῦ θὰ ὑπάρχουν δύο πολιτικοὶ ἐπίτροποι καὶ ὁ ἕνας θὰ εἶναι τῆς ΝΟΦ. Αἱ ἀποφάσεις θὰ παίρνονται ὕστερα ἀπὸ συμφωνία τῶν δύο πολιτικῶν ἐπιτρόπων.

5. Τὰ τμήματα τοῦ Δημοκρατικοῦ στρατοῦ θὰ διοικοῦνται εἴτε ἀπὸ στελέχη τῆς ΝΟΦ εἴτε ἀπὸ στελέχη τῆς προσωρινῆς δημοκρατικῆς κυβερνήσεως (ΠΔΚ) τῆς Ἑλλάδας.

6. Οἱ νοφῖτες μαχητὲς θὰ ὑπακοῦνε στὶς διαταγὲς τῶν διοικητῶν τους ὅπως καὶ οἱ μαχητὲς τοῦ ΠΔΚ θὰ ὑπακοῦνε καὶ αὐτοὶ στὶς διαταγὲς τῶν διοικητῶν τους.

7. Οἱ μαχητὲς τοῦ Δ.Σ. καὶ τῆς ΝΟΦ ποὺ ἀναγκάζονται νὰ ὀπισθοχωρήσουν κάτω ἀπὸ τὴν πίεση τῶν Ἑλληνικῶν φασιστικῶν στρατευμάτων, θὰ περνοῦν ἐλεύθερα στὰ ἐδάφη τῶν τριῶν Λαϊκῶν Δημοκρατιῶν, Γιουγκοσλαβίας, Ἀλβανίας καὶ Βουλγαρίας, χωρὶς νὰ ἔχουν τὸ δικαίωμα ὅμως νὰ προχωροῦν σὲ βάθος περισσότερο ἀπὸ 5 χιλ. πρὶν ἔλθουν σὲ συνεννόηση μὲ τὶς κατὰ τόπους μεθοριακὲς ἀρχές.

8. Τὸν ὁπλισμόν τους οἱ μαχητὲς τοῦ Δ.Σ. θὰ παραδίδουν στὰ συνοριακὰ Γιουγκοσλαυϊκὰ φυλάκια. Θὰ τὸν παραλαμβάνη μικτὴ ἐπιτροπὴ ἀπὸ στελέχη τῆς ΝΟΦ, τοῦ Δ.Σ. καὶ Γιουγκοσλαύους Ἀξιωματικοὺς καὶ θὰ τὸν μοιράζει ἀνάλογα μὲ τὶς ἀνάγκες ποὺ παρουσιάζονται.

9. Τὶς ἐλλείψεις σὲ πυρομαχικὰ καὶ ὁπλισμὸ τῶν τμημάτων τοῦ Δ.Σ. θὰ συμπληρώνουν οἱ τρεῖς Λαϊκὲς Δημοκρατίες, ὕστερα ἀπὸ αἴτηση τοῦ Γενικοῦ Ἀρχηγαίου τοῦ Δ.Σ. καὶ τῆς ΠΔΚ τῆς Ἑλλάδας πρὸς τὴν διοικοῦσαν ἐπιτροπὴν τῆς ΟΝΤΒΟΡ.

10. Οἱ τραυματίες τοῦ Δ.Σ. θὰ ὁδηγοῦνται στὰ στρατόπεδα—Νοσοκομεῖα ποὺ ὑπάρχουν καὶ ποὺ θὰ ἱδρυθοῦν μέσα στὶς χῶρες τῶν τριῶν Λαϊκῶν Δημοκρατιῶν.

ΘΡΗΣΚΕΙΑ ΚΑΙ ΠΑΙΔΕΙΑ

11. Ἡ ΠΔΚ τῆς Ἑλλάδας ἀναλαμβάνει νὰ ἱδρύση σχολεῖα σὲ ὅλες τὶς ἐλεύθερες περιοχὲς τῶν τριῶν νομῶν γιὰ νὰ διδάσκεται ἀποκλειστικὰ ἡ σλαυομακεδονικὴ γλῶσσα.

12. Ἡ ΠΔΚ τῆς Ἑλλάδας ἀναλαμβάνει νὰ διορίση παπάδες στὰ Σλαυομακεδόνικα χωριὰ καὶ ἡ λειτουργία θὰ γίνεται σὲ Σλαυομακεδόνικη γλῶσσα.

13. Ἡ ΠΔΚ τῆς Ἑλλάδας ἀναλαμβάνει νὰ ὑποστηρίξει σὲ διεθνῆ συνεδρίαση τὴν ἀπαίτηση τῶν Σλαυομακεδόνων νὰ δημιουργήσουν ἐλεύθερο κράτος.

14. Ἡ ΠΔΚ τῆς Ἑλλάδας πέρνει σὲ ὁλοκληρωτικὴ προστασία τὴ σκλαβωμένη ἀκόμη Σλαυομακεδόνικη μειονότητα.

15. Ἡ ΠΔΚ τῆς Ἑλλάδας δέχεται νὰ συζητήσει μετὰ τὸ σπάσιμο τοῦ Ἑλληνικοῦ φασισμοῦ καὶ τὸ διώξιμο τῶν Ἀγγλοαμερικάνων ἰμπεριαλιστῶν ἀπὸ τὴν Ἑλλάδα, μέσα σὲ μιὰ ἀδελφικὴ ἀτμόσφαιρα τοὺς ὅρους τῆς δημιουργίας τοῦ Ὁμοσπόνδου Κράτους τῆς Μακεδονίας τοῦ Αἰγαίου.

16. Ἡ ΝΟΦ ἀναλαμβάνει νὰ βοηθήση τὴν ΠΔΚ τῆς Ἑλλάδας γιὰ τὴν ἐγκαθίδρυση τῆς Ἑλληνικῆς Λαϊκῆς Δημοκρατίας μὲ ὅλες τὶς δυνάμεις καὶ ὅλα τὰ μέσα ποὺ διαθέτει, καὶ


17. Ἡ ΠΔΚ τῆς Ἑλλάδας καὶ ἡ ΝΟΦ ἀποφασίζουν νὰ ἀγωνισθοῦν ἀδελφωμένες στὸν κοινὸ ἀγῶνα γιὰ τὴν ἀπελευθέρωση τοῦ Ἑλληνικοῦ καὶ Σλαυομακεδόνικου λαοῦ».

(Ἀπόσπασμα ἐκθέσεως ἀπὸ τὸ Ἀρχεῖον τοῦ Μάρκου Βαφειάδη)

Η 132 ΤΑΞΙΑΡΧΙΑ ΤΩΝ ΣΥΜΜΟΡΙΤΩΝ ΕΠΙΘΥΜΕΙ ΕΞΗΓΗΣΕΙΣ ΔΙΑ ΤΗΝ ΑΠΟΦΑΣΙΝ ΤΗΣ 5ΗΣ ΟΛΟΜΕΛΕΙΑΣ ΤΟΥ ΚΚΕ

Πρός
Την ΙΙ Μεραρχία

Σύντροφοι,
Επειδή στην ταξιαρχία μας και
στα τμήματα έχουμε αρκετό
Σλαβομακεδονικό στοιχείο και
επειδή η ΙΙ Ολομέλεια του ΝΟΦ
να [illegible] τον [illegible] αυτό και
να [illegible] [illegible] [illegible]
[illegible] μέσα σε όλους τους μαχητές
και στελέχη και να [illegible]
αρκετά ερωτήματα. Πάνω σ' αυτό
κάναμε οδηγίες από εσάς για την
εξήγηση των αποφάσεων της 5ης Ολο-
μέλειας και της Σλαβομακεδονικής [illegible]
μονάδα. Έστειλε [illegible] οδηγίες και
με τους Π.Ε. του [illegible].
Τα ερωτήματα που [illegible] [illegible]



[illegible] μέχρι [illegible] και [illegible]
[illegible] από τό Μακεδονικό
ζήτημα· συνεχίζονται στά παρασκήνια.
Εάν η σημερινή θέση του Κόμματος
και 5ης Ολομέλεια και ο λόγος του
Ζαχαριάδη στην ΙΙ Ολομέλεια του
έχει καμμιά διαφορά από
Μακεδονικό ζήτημα από την
της 5ης Ολομέλειας θέση του
Κόμματος και ποιά η διαφορά
αυτή [illegible] από [illegible] από
τον λόγο του κ. Ζαχαριάδη.
Εάν υπάρχει διαφορά και αφού
η παρούσα θέση είναι σύμφωνη
με την [illegible] [illegible] [illegible]
[illegible] στο Εθνικό Ζήτημα [illegible]
[illegible] του Εθνους μέχρι και Κρατ-
ικό [illegible] μέχρι σήμερα
γιατί δεν [illegible];

Αν η σημερινή εξέγερση [illegible] από την [illegible] του κατακτητικού [illegible] θέσεις είναι η σύγκρουση με την [illegible] του αισθήματος μας και με την [illegible] του [illegible] που δυναμώνει όλο και πιο στη [illegible].

Εάν [illegible] και [illegible] βοήθησαν στην [illegible] του αισθήματος.

— Ποιος θα είναι ο χρόνος του [illegible].

— Εάν η [illegible] του Μακεδονικού [illegible] στην Μακεδονία του Αιγαίου και η [illegible] της [illegible] ενός [illegible] Σλαβομακεδόνων — [illegible] στην [illegible] Μακεδονία



18 - 3

(Ἡ ἀναφορὰ ὑπογράφεται ἀπὸ τὸν Πολιτικὸ Ἐπίτροπο τῆς 132 Ταξιαρχίας τῶν συμμοριτῶν «Ἀλέξη»).

Πρὸς
Τὴν VIην Μεραρχίαν

ΣΥΝΤΡΟΦΟΙ

Ἐπειδὴ στὴν περιοχή μας καὶ στὰ τμήματα ἔχουμε ἀρκετὸ Σλαυομακεδονικὸ στοιχεῖο ἦταν ἑπόμενο ἡ ΙΙ ὁλολμέλεια τοῦ Ν.Ο.Φ. νὰ συγκινήση τὸν κόσμο αὐτὸ καὶ νὰ δημιουργήση σοβαρὲς συζητήσεις μέσα σὲ ὅλους τοὺς μαχητὰς καὶ στελέχη καὶ νὰ γεννήση ἀρκετὰ ἐρωτήματα.

Πάνω σ' αὐτὸ κάναμε δουλειὰ στὸ ΑΧΤΙΒ γιὰ τὴν ἀνάλυση τῶν ἀποφάσεων τῆς 5ης ὁλομελείας καὶ στὶς Δημ. συνελεύσεις. Ἐπίσης ἔγινε δουλειὰ καὶ μὲ τοὺς Π.Ε. τῶν διλοχιῶν.

Τὰ ἐρωτήματα ποὺ ὑπεβλήθησαν ἀπὸ τοὺς μαθητὰς καὶ ἰδιαίτερα στελέχη πάνω στὸ μακεδονικὸ ζήτημα συνοψίζονται στὸ παρακάτω.

Ἐὰν ἡ σημερινὴ θέση τοῦ κόμματος στὴν 5η ὁλομέλεια καὶ ὁ λόγος τοῦ σ. ΖΑΧΑΡΙΑΔΗ στὴ ΙΙ ὁλομέλεια τοῦ Ν.Ο.Φ. ἔχει καμμιὰ διαφορὰ πάνω στὸ Μακεδονικὸ ζήτημα ἀπὸ τὴν πρὸ τῆς 5ης ὁλομελείας θέση τοῦ κόμματος καὶ ποία ἡ διαφορὰ αὐτή. Ἐσωκλείουμε ἀπόσπασμα ἀπὸ τὸ λόγο σ. ΖΑΧΑΡΙΑΔΗ.

Ἐὰν ὑπάρχει διαφορὰ καὶ ἀφοῦ ἡ παρακάτω θέση εἶναι σύμφωνη μὲ τὴν ΜΑΡΞΙΣΤΙΚΗ–ΛΕΝΙΝΙΣΤΙΚΗ ἀρχὴ πάνω στὸ ΕΘΝΙΚΟ ζήτημα, αὐτοδιάθεση τῶν Ἐθνῶν μέχρι καὶ Κρατικὸ ἀποχωρισμό, μέχρι σήμερα γιατὶ δὲν μπῆκε.

Ἂν ἡ σημερινὴ στιγμὴ ἀπὸτὴν πλευρὰ τῶν ἐσωτερικῶν προϋποθέσεων ἦταν γιὰ τὴν προώθησι τοῦ συνθήματος μιὰ καὶ γιὰ τὴν διαφώτισι τοῦ λαοῦ ὑπάρχουν οἱ δυσκολίες ἰδιαίτερα στὰ ἀστικὰ κέντρα.

Ἐὰν ἐξωτερικοὶ παράγοντες καὶ ποῖοι ἐβοήθησαν στὴν προώθησι τοῦ συνθήματος.

Ποιὸς θὰ εἶναι ὁ τρόπος τοῦ Δημοψηφίσματος.

Ἐὰν ἡ ἀλλοίωση τοῦ Μακεδονικοῦ στοιχείου στὴν ΜΑΚΕΔΟΝΙΑ τοῦ ΑΙΓΑΙΟΥ καὶ ἡ ἄμβλυνση τῆς ἐθνικῆς συνείδησης ἑνὸς σοβαροῦ ποσοστοῦ τῶν Σλαυομακεδόνων—ΓΚΡΕΚΟΜΑΝΟΙ—ἰδιαίτερα στὴν ΑΝΑΤΟΛΙΚΗ ΜΑΚΕΔΟΝΙΑ δὲν ἐμποδίζει τὴν συμμετοχὴ ὁλόκληρης τῆς ΕΛΛΗΝΙΚΗΣ ΜΑΚΕΔΟΝΙΑΣ στὴν ὁμόσπονδη λαϊκὴ Δημοκρατία τῶν ΒΑΛΚΑΝΙΩΝ.

Καὶ ἡ ἐρώτηση τοῦ ΕΙΡΗΝΟΔΙΚΗ ἀπὸ τὴν ΠΡΩΣΟΤΣΑΝΗΝ εἶναι ποιὰ θὰ εἶναι τὰ σύνορα τοῦ ΜΑΚΕΔΟΝΙΚΟΥ Κράτους.

Σκεφτόμαστε νὰ κάνουμε σύσκεψη ὅλων τῶν στελεχῶν γιὰ νὰ ξεκαθαρίσουμε τὸ ΜΑΚΕΔΟΝΙΚΟ ζήτημα.

Παρακαλοῦμε γράφτε μας τὴ γνώμη σας γενικὰ πάνω στὸ ΜΑΚΕΔΟΝΙΚΟ ζήτημα καὶ στὰ ἐρωτήματα ποὺ ὑπεβλήθησαν.

Μὲ σ.χ.
ΑΛΕΞΗΣ 19/3

Η ΑΠΑΝΤΗΣΙΣ ΤΗΣ VI ΜΕΡΑΡΧΙΑΣ ΔΙΑ ΤΗΝ 5ην ΟΛΟΜΕΛΕΙΑΝ

ΠΡΟΣ
ΤΟΝ Π.Ε. ΤΗΣ ΤΑΞΙΑΡΧΙΑΣ σ. ΑΛΕΞΗ

Σὲ λίγες γραμμὲς σὲ ἀπαντοῦμε πάνω στὰ ἐρωτήματα ποὺ βάζεις στὸ γράμμα σου τὶς 19-3-4 γύρω ἀπὸ τὴ θέση τοῦ Κόμματος πάνω στὸ Μακεδονικὸ ζήτημα (ἀπόφαση τῆς 5ης ὁλομελείας τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε. καὶ λόγος τοῦ σ. ΖΑΧΑΡΙΑΔΗ στὴ ΙΙ ὁλομέλεια τῆς Ν.Ο.Φ.).

ΠΡΩΤΗ ΕΡΩΤΗΣΗ. Ἐὰν ἡ σημερινὴ θέση τοῦ κόμματος, 5 ὁλομέλεια καὶ ὁ λόγος τοῦ σ. Ζαχαριάδη στὴ ΙΙ ὁλομέλεια τῆς Ν.Ο.Φ. ἔχει καμμιὰ διαφορὰ πάνω στὸ Μακεδονικὸ ζήτημα ἀπὸ τὴν πρὸς τὴν 5η ὁλομέλεια θέση τοῦ κόμματος καὶ ποία ἡ διαφορὰ αὐτή.

Πάνω στὴν ἐρώτηση αὐτὴ γιὰ νὰ μὴ ἐπανέλθουμε στὸ παρελθὸν πρὶν τῆς Ἱστορικῆς ἀπόφασης τῆς 5ης ὁλομελείας τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε. 1934, ποὺ εἶναι γνωστὴ ἡ θέση τοῦ κόμματος καὶ οἱ λόγοι ποὺ ὁδήγησαν τὸ Κόμμα νὰ ἀποσύρη τὸ σύνθημα τῆς Ἑνιαίας Ἀνεξάρτητης Μακεδονίας καὶ Θράκης. Ἐθνολογικὴ ἀλλαγὴ στὴ σύνθεση τοῦ πληθυσμοῦ κλπ.

Ἀναμφισβήτητα ὑπάρχει διαφορὰ ἀνάμεσα στὴ σημερινὴ θέση τοῦ κόμματος καὶ τὴ θέση πρὶν ἀπὸ τὴν 5ην ὁλομέλεια 31-1-49.

ΠΟΙΑ Η ΔΙΑΦΟΡΑ

Ἡ προηγουμένη μας θέση ἦταν Ἰσοτιμία καὶ Ἰσοπολιτεία στὶς Μειονότητες καὶ στοὺς Μακεδόνες (ΣΛΑΥΟΜΑΚΕΔΟΝΕΣ) μέσα στὰ πλαίσια τῆς Ἑλληνικῆς ΕΠΙΚΡΑΤΕΙΑΣ. Ἐνῶ ἡ σημερινή μας θέση εἶναι : Δὲν πρέπει νὰ ὑπάρχη καμμιὰ ἀμφιβολία ὅτι σὰν ἀποτέλεσμα τῆς ΝΙΚΗΣ τοῦ ΔΣΕ καὶ τῆς Λαϊκῆς ἐπανάστασης ὁ Μακεδονικὸς Λαὸς θὰ βρῇ τὴν πλήρη ἐθνικὴ ἀποκατάστασή του, ἔτσι ὅπως τὴ θέλει ὁ ἴδιος, προσφέροντας τὸ αἷμα του γιὰ τὴν ἀπόχτηση (ἀπόφαση τῆς 5ης ὁλομελείας). Ἑπομένως ἡ διαφορὰ εἶναι ἐξόφθαλμη. Ἀπὸ τὴ θέση τῆς Ἰσοτιμίας καὶ Ἰσοπολιτείας περνᾶμε στὴν πιὸ σωστὴ ΜΑΡΞΙΣΤΙΚΗ—ΛΕΝΙΝΙΣΤΙΚΗ θέση τῆς Αὐτοδιάθεσης μέχρι τοῦ Κρατικοῦ ἀποχωρισμοῦ, ποὺ εἶναι ἀναφαίρετο τοῦ ΜΑΚΕΔΟΝΙΚΟΥ Λαοῦ καὶ ποὺ κανένας δὲν ἔχει τὸ δικαίωμα νὰ ἀμφισβητήση δεδομένου τὸ ὅτι αὐτὸ τὸ ἀπόχτησε μὲ τὴν παλλαϊκὴ συμμετοχὴ καὶ τὸ ὁλοκαύτωμά του στὴ ΛΑ·Ι·ΚΗ ἐπανάσταση ποὺ κάνουμε.

ΔΕΥΤΕΡΗ ΕΡΩΤΗΣΗ

Ἐὰν ὑπάρχει διαφορὰ καὶ ἀφοῦ ἡ παραπάνω θέση εἶναι σύμφωνη μὲ τὴν ΜΑΡΞΙΣΤΙΚΗ—ΛΕΝΙΝΙΣΤΙΚΗ ἀρχὴ πάνω στὸ ΕΘΝΙΚΟ ζήτημα. Αὐτοδιάθεση τῶν ἐθνῶν μέχρι καὶ κρατικὸ ἀποχωρισμό. Μέχρι σήμερα γιατὶ δὲν μπῆκε; Νομίζουμε στὴν ἀπάντηση στὴν πρώτη ἐρώτηση ἀφίνονται ἐξηγήσεις καὶ σὲ αὐτήν. Τὸ γιατὶ μέχρι σήμερα δὲν μπῆκε.

(α) Δὲν πρέπει νὰ ξεχνᾶμε τὸ Κόμμα μας στὴν περίοδο τῆς κατοχῆς καὶ κυρίως μετὰ τὴ ΒΑΡΚΙΖΑ δεχόταν μιὰ συνεχῆ πίεση καὶ ξένες ἰδεολογικὲς ἐπιδράσεις καὶ ἀπὸ αὐτοὺς ἀκόμα τοὺς συμμάχους μας μέσα στὸ ΕΑΜ.

(β) Ἡ καινούργια κατάσταση ποὺ δημιουργήθηκε στὴ ΒΑΛΚΑΝΙΚΗ καὶ μὲ τὰ καθεστῶτα τῆς Λ. Δημοκρατίας.

(γ) Ἡ παλλαϊκὴ συμμετοχὴ τοῦ ΣΛΑΒΟΜΑΚΕΔΟΝΙΚΟΥ στοιχείου στὸ σημερινό μας ἀγῶνα καὶ ἡ ἀπαίτηση ποὺ προβάλλει γιὰ τὴ δική του κοινωνικὴ καὶ ἐθνικὴ χειραφέτηση, εἶναι ἕνας βασικὸς παράγοντας ποὺ ὁδήγησε στὴν ἀλλαγὴ τῆς θέσης μας.

ΤΡΙΤΗ ΕΡΩΤΗΣΗ

Ἐὰν ἡ σημερινὴ στιγμὴ ἀπὸ τὴν πλευρὰ τῶν ἐσωτερικῶν προϋποθέσεων ἦταν ἡ κατάλληλη γιὰ τὴν προώθηση τοῦ συνθήματος μιὰ καὶ γιὰ τὴν διαφώτιση τοῦ λαοῦ ὑπάρχουν οἱ δυσκολίες ἰδιαίτερα στὰ ΑΣΤΙΚΑ ΚΕΝΤΡΑ.

ΑΠΑΝΤΗΣΗ

Νομίζουμε πῶς ἡ ἐρώτηση αὐτὴ δὲν ἔχει καμμιὰ σοβαρὴ θέση. Ἐὰν τὸ πρόβλημα καὶ οἱ δυκολίες τῆς Διαφώτισης τοῦ Λαοῦ καὶ πιὸ συγκεκριμένα ἡ λύσσα καὶ ἡ προπαγάνδα τῆς ἀντίδρασης ποὺ ξεσήκωσε μὲ τὴν καμπάνια ποὺ ἄνοιξε, ὑποτάξουμε ἐμεῖς τὴν πολιτική μας καὶ τὰ συμφέροντα τῆς ἐπανάστασης στὴν καμπάνια καὶ τὶς δυσκολίες αὐτές, αὐτὸ δὲν θὰ ὁδηγοῦσε σὲ παρέκλιση ἀπὸ τὴ σωστὴ ἐπαναστατικὴ γραμμὴ ἢ τὸ λιγώτερο ὑποταγὴ τῆς πολιτικῆς μας στὶς δυσκολίες ποὺ μᾶς προβάλλει ἡ ἀντίδραση. Καὶ ἂν ἡ θέση αὐτὴ δὲ θὰ ὁδηγήση στὸν ἴδιο δρόμο τῆς ὑποταγῆς καὶ τῶν παρεκλίσεων ὅπως στὴν πρώτην κατοχήν.

Ἀσφαλῶς ἡ τέτοια θέση αὐτοῦ θὰ ὁδηγήση. Τὸ σωστὸ εἶναι ὅμως νὰ παλαίψουμε νὰ πείσουμε τὶς μᾶζες παρὰ τὶς δυσκολίες νὰ ξεσκεπάσουμε τὸ χοντρὸ ξεπούλημα ποὺ κάνουν αὐτοὶ τῆς χώρας μας στοὺς Ἀμερικανούς. Νὰ δείξουμε στὶς μᾶζες ἀπὸ ποῦ προέρχεται ὁ κίνδυνος τῆς ἀπωλείας τῆς Ἐθνικῆς του Ἀνεξαρτησίας καὶ ποιὸς ἔφερε τὴν κακοδαιμονία στὴ χώρα μας κλπ.

Αὐτὴ νομίζουμε πρέπει νὰ εἶναι ἡ ἀπάντηση στὸ ἐρώτημα αὐτὸ καὶ ἀπὸ αὐτὸ πρέπει νὰ καθορισθοῦν καὶ τὰ καθήκοντα τὰ δικά μας. Ἐπίσης θὰ πρέπει συνεχῶς νὰ δυναμώσουμε τὴν Ἑνότητα πάλης Ἑλλήνων καὶ Σλαυομακεδόνων ποὺ ἀποτελεῖ τὴν βασικὴ ἐγγύηση γιὰ τὴν ΝΙΚΗ.

ΟΣΟ ΓΙΑ ΤΑ ΑΛΛΑ ΕΡΩΤΗΜΑΤΑ

Ποιὸς θὰ εἶναι ὁ τρόπος τοῦ δημοψηφίσματος. Μὲ τὴν ἄμβλυνση τῆς Ἐθνικῆς συνείδησης τῶν ΜΑΚΕΔΟΝΩΝ (ΓΚΡΕΚΟΜΑΝΟΙ) ὁλόκληρη Ἑλληνικὴ Μακεδονία θὰ συμμετάσχη ἢ καλλίτερα θὰ ἀποσπασθῆ. Καὶ ἡ ἐρώτηση τοῦ ΕΙΡΗΝΟΔΙΚΗ ΠΡΟΣΩΤΣΑΝΗΣ ποιὰ θὰ εἶναι τὰ σύνορα τοῦ Μακεδονικοῦ Κράτους. Νομίζω πῶς σωστὴ ἐξήγηση καὶ ἀπάντηση σὲ ὅλα αὐτὰ τὰ ἐρωτήματα δίνουν οἱ παρακάτω δύο ἀπαντήσεις.


(α) Αὐτοδιάθεση τῶν λαῶν θὰ πῆ καὶ συγκεκριμένα τοῦ Μακεδονικοῦ Ἐλεύθερη ἔκφραση τῆς θέλησης τῶν λαῶν ποὺ κατοικοῦν τὴν Ἑλληνικὴν Μακεδονία καὶ Θράκη. Αὐτὴ ἡ ἐλεύθερη ἔκφραση θὰ καθορίση καὶ τὰ ὅρια τοῦ καθενός.

(β) Μιὰ φιλικὴ συνεννόηση καὶ διευθέτηση στὸ πνεῦμα αὐτὸ τῆς ἐλεύθερης ἔκφρασης τῆς θέλησης τῶν Λαῶν ποὺ κατοικοῦν στὴ Μακεδονία τῆς αὐριανῆς Λαϊκῆς Δημοκρατίας τῆς Ἑλλάδας μὲ τὶς ἄλλες Λ.Δημοκρατίες τῆς Βαλκανικῆς σὲ πνεῦμα ἴδιας καὶ ἀμοιβαίας κατανόησης γιὰ τὸ συμφέρον ὅλων τῶν λαῶν τῆς Βαλκανικῆς θὰ βρῆ τὴ λύση του. Αὐτοὶ ποὺ βάζουν τὰ ἐρωτήματα ποιὰ θὰ εἶναι τὰ αὐριανὰ σύνορα τοῦ Μακεδονικοῦ Κράτους στὸ χῶρο τὸ δικό μας κλπ. καὶ πῶς θὰ γίνη τὸ Δημοψήφισμα, θὰ πρέπει νὰ καταλάβουν πῶς ἕνα τέτοιο ζήτημα δὲν ἀπασχολεῖ οὔτε τὸν ΕΛΛΗΝΙΚΟ οὔτε τὸν ΜΑΚΕΔΟΝΙΚΟ μὰ οὔτε καὶ κανένα ἄλλο Λαὸ τῆς ΒΑΛΚΑΝΙΚΗΣ.

Ἐκεῖνο ποὺ ἀμέσως ἀπασχολεῖ ὅλους μαζὺ τοὺς λαοὺς τῆς ΒΑΛΚΑΝΙΚΗΣ εἶναι ἡ ἀπειλὴ τοῦ Ἀμερικανικοῦ Ἰμπεριαλισμοῦ στὰ ΒΑΛΚΑΝΙΑ καὶ ἡ πάλη γιὰ βοήθεια τοῦ Ἑλληνικοῦ λαοῦ νὰ κερδίση τὸν ἀγῶνα ποὺ κάνει καὶ ποὺ εἶναι καὶ ἀγώνας δικός τους.

Σ.Δ. ΥΙην Μεραρχίαν 23-3-49

Η ΝΟΦ ΠΡΟΠΑΓΑΝΔΙΖΕΙ ΕΝΑΝΤΙΟΝ ΤΗΣ ΕΛΛΑΔΟΣ



ДО МАКЕДОНЦИТЕ БОРЦИ
2-и Август е историски ден за нашио-
от народ. Илинден светлиот ни водач
Ние како достојни продолжители ост-
варуеме Илинденските идеали.
Разубавајтего овој ден со по жесток
удари против монархофашизмот. Издиг-
нете по високо вашиот борбен дух.
Следвајте го примерот на нашиот наро
ден херој Гоце Делчев. Усилите уште
повеќе вашата вера во борбата и
биететго без милост непријателот
до като победи слободата.
Н О Ф

«Ἡ 2α Αὐγούστου εἶναι ἡ ἱστορικώτερη ἡμέρα τοῦ λαοῦ μας. Τὸ Ἴλιντεν εἶναι ὁ φωτεινός μας ὁδηγός. Ἐμεῖς, ἄξιοι συνεχιστές του, πραγματοποιοῦμε τὰ ἰδεώδη του. Τὴν ἡμέρα αὐτὴ γιορτάστε τη μὲ πιὸ σκληρὰ χτυπήματα στὸ μοναρχοφασισμό...». Τὸ ΚΚΕ καὶ ἡ ΝΟΦ ὑπερηφανεύονται, διότι συνεχίζουν τὴν παράδοσιν τῶν Βουλγάρων Κομιτατζήδων!

Ἡ νέα ἡγεσία τοῦ ΚΚΕ συνεχίζει τὴν προδοσίαν

Ὁ ἐκ τῶν ἡγετικῶν στελεχῶν τοῦ Κ.Κ.Ε. Μαυρομμάτης, εἰς ἄρθρον του δημοσιευθὲν εἰς τὴν βουλγαρικὴν ἐφημερίδα «Σλαβιάνοι» καὶ μεταδοθὲν ὑπὸ τοῦ ραδιοφωνικοῦ σταθμοῦ τῆς Σόφιας τὴν 13ην Νοεμβρίου 1950, γράφει καὶ τὰ ἑξῆς (Δελτία Λήψεων τοῦ Ε.Ι.Ρ.):

«Λαὸς ποὺ δὲν ἔχει ἀποβάλει τὸν ἐθνικισμό του, ποτὲ δὲν μπορεῖ νὰ ἀπελευθερώσει ἄλλους λαούς... Τὰ Κ.Κ. τῆς Βουλγαρίας καὶ τῆς Ἑλλάδας, σὰν Κόμματα μαρξιστικὰ–προοδευτικά, ἀγωνιζόμενα γιὰ τὴν ἐλευθερία ὅλων τῶν λαῶν, ὀρθὰ ἔλυσαν τὸ μακεδονικὸ ζήτημα. Τὸ Κ.Κ.Β. ἀπὸ τὶς ἀρχὲς ἀκόμη, ἀνεγνώρισε τὴν ἀνάγκη χορήγησης αὐτονομίας στὴ Μακεδονία. Καὶ τὸ Κ.Κ.Ε. ὀρθὰ ἔλυσε τὸ ζήτημα, τὰ καπιταλιστικὰ ὅμως Κόμματα τῆς Ἑλλάδας βρῆκαν στήριγμα αὐτὴ τὴ λύση γιὰ νὰ ἐξαπολύσουν τὶς μεγαλύτερες κατηγορίες ἐναντίον του».



ΔΗΜΟΚΡΑΤΙΑ ΤΗΣ ΕΛΛΑΔΑΣ

ΕΦΗΜΕΡΙΔΑ ΤΗΣ ΠΡΟΣΩΡΙΝΗΣ ΚΥΒΕΡΝΗΣΗΣ

Χρόνος: 1ος • Άριθ. Φύλλου 21 • Ἐλεύθερη Ἑλλάδα • Ἕδρα τῆς Προσωρινῆς Κυβέρνησης • 28 Σεπτέμβρη 1948

ΠΕΡΙΕΧΟΜΕΝΑ

ΔΙΑΤΑΓΜΑΤΑ

[illegible]

ΔΙΑΤΑΓΜΑ

Ὀνομασία καὶ προαγωγὲς Ἀξιωματικῶν τοῦ Δημοκρατικοῦ Στρατοῦ

Ἔχοντας ὑπόψη τὴν ἱδρυτική μας πράξη τῆς 23 τοῦ Δεκέμβρη 1947, τὴν πράξη ἀριθ. 11 τοῦ Γενικοῦ Ἀρχηγείου, τὸ Νόμο ἀριθ. [illegible] τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης καὶ τὴν ἀπό 17)9)48 ἀριθ. Α.Π. 18 ἀναφορὰ τῆς [illegible] Μεραρχίας

Ἀποφασίζουμε

Α.) Τὰ παρακάτω στελέχη τῆς Χ Μεραρχίας ὀνομάζουμε Ἀξιωματικοὺς τοῦ Δημοκρ. Στρατοῦ Ἑλλάδας μὲ τοὺς βαθμοὺς ποὺ ἀναφέρουμε

ΥΠΟΛΟΧΑΓΟΙ

α) Πολιτικοὶ Ἐπίτροποι

1. [illegible] Τάκης τοῦ Ἰωάννου

ΑΝΘΥΠΟΛΟΧΑΓΟΙ

α) Πολιτικοὶ Ἐπίτροποι

1. Μαργιόλης Γεώργιος τοῦ Χρήστου
2. Ἀδαμίδης Ἀνδρέας τοῦ Ἀλεξάνδρου
3. Παπαγεωργίου Δημήτριος τοῦ [illegible]

Β) Τὸν Ἀνθυπολοχαγὸ Παπαδημητρίου Ἀντώνιο τοῦ Δημητρίου προάγουμε σὲ Ὑπολοχαγὸ πεζικοῦ.

Στὴν Ἕδρα τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης
21 Σεπτέμβρη 1948

Ὁ Πρόεδρος καὶ Ὑπουργὸς τῶν Στρατιωτικῶν
Στρατηγὸς ΜΑΡΚΟΣ

ΔΙΑΤΑΓΜΑ

Ἔχοντας ὑπόψη α) τὰ ἄρθρα 6, 7, 35 καὶ 36 τοῦ Νόμου 9)948, [illegible] τοῦ Κορέδου Κώστα, ἀπὸ τὴν Καστρράκη, [illegible]

'Αποφασίζουμε

Νὰ χαριστεῖ ἡ ποινή.

Στὴν Ἕδρα τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης
21 Σεπτέμβρη 1948

Ὁ Πρόεδρος Στρατηγὸς ΜΑΡΚΟΣ
Ὁ Ὑπουργὸς τῆς Δικαιοσύνης ΜΙΛΤ. ΠΟΡΦΥΡΟΓΕΝΗΣ

ΔΙΑΤΑΓΜΑ

Ἀπονομὴ τοῦ Μεταλλίου Ἀνδρείας σὲ νεκρὸ ἀξιωματικὸ τοῦ Δημοκρατικοῦ Στρατοῦ

Ἔχοντας ὑπόψη τὴν ἱδρυτική μας πράξη τῆς 23 τοῦ Δεκέμβρη 1947 καὶ τὸ Νόμο ἀριθ. 13 «Γιὰ ἀπονομὴ ἠθικῶν ἀμοιβῶν» τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης,

Ἀποφασίζουμε

Στὸν τιμημένο νεκρό μας [illegible] Μῆτσο Βασιβακά, ἀπονέμουμε τὸ μετάλλιο ἀνδρείας. Ὁ παραπάνω διακρίθηκε γιὰ πράξη ἐξαιρετικῆς ἀνδρείας, τόλμης, ἀποφασιστικότητας καὶ αὐτοθυσίας μέσα στὴν πόλη τῆς Θεσ/νίκης, ὅπου πῆγε μὲ τμῆμα τοῦ Δ.Σ., γιὰ εἰδικὴ ἀποστολή. [illegible]

Ἡ πράξη του αὐτή, τόσο γιὰ τὶς συνθῆκες μέσα στὶς ὁποῖες ἔγινε, ὅσο καὶ γιὰ τὰ ἀποτελέσματα ποὺ ἔφερε, [illegible] τὸν τιμημένο νεκρό μας ἐκλεκτὸ μέσα στοὺς ἐκλεκτούς, ποὺ ἔχουν τὴν τιμή νὰ [illegible] στὸ Λαϊκὸ καὶ Δημοκρατικὸ ἀγῶνα τοῦ Ἑλληνικοῦ λαοῦ.

Στὴν Ἕδρα τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης
22 Σεπτέμβρη 1948

Ὁ Πρόεδρος καὶ Ὑπουργὸς τῶν Στρατιωτικῶν
Στρατηγὸς ΜΑΡΚΟΣ

ΔΙΑΤΑΓΜΑ

«Προαγωγὴ μαχήτριας σὲ Ἀξιωματικὸ τοῦ Δ. Στρατοῦ γιὰ ἀνδραγαθία».

(ΤΙΜΗΜΕΝΗ ΝΕΚΡΗ)

Ἔχοντας ὑπόψη τὴν ἱδρυτική μας Πράξη τῆς 23 τοῦ Δεκέμβρη 1947, τὸ Νόμο ἀριθ. 13 «Γιὰ ἀπονομὴ ἠθικῶν ἀμοιβῶν» τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης καὶ τὴν ἀπὸ 17—9—48 ἀριθ. Α.Π. 159 ἀναφορὰ τῆς 103 Ταξιαρχίας.

Ἀποφασίζουμε

Τὴ μαχήτρια τῆς 103 Ταξιαρχίας Κυριαζῆ Παναγιώτα, ποὺ διακρίθηκε γιὰ τὴν παλληκαριὰ καὶ αὐτοθυσία της σ' ὅλες τὶς μάχες τοῦ Γράμμου καὶ ἔπεσε ἡρωικὰ στὸ πεδίο τῆς μάχης τὴν 30)6)48 [illegible], προάγουμε γιὰ ἀνδραγαθία σὲ ἀνθυπολοχαγὸ πεζικοῦ. Ἡ παραπάνω τιμημένη νεκρή μας ἦταν ὑπόδειγμα παλληκαριᾶς καὶ [illegible] πρότυπο [illegible].

Στὴν Ἕδρα τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης
23 Σεπτέμβρη 1948

Ὁ Πρόεδρος καὶ Ὑπουργὸς τῶν Στρατιωτικῶν
Στρατηγὸς ΜΑΡΚΟΣ

ΔΙΑΤΑΓΜΑ

«Ὀνομασία Ἀξιωματικῶν τοῦ Δημοκρατικοῦ Στρατοῦ»

Ἔχοντας ὑπόψη τὴν ἱδρυτική μας πράξη τῆς 23 τοῦ Δεκέμβρη 1947, τὴν πράξη ἀριθ. 11 τοῦ Γενικοῦ Ἀρχηγείου, τὸ Νόμο ἀριθ. [illegible] τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης καὶ τὴν ἀπὸ 17)9)48 ἀριθ. Α.Π. 159 ἀναφορὰ τῆς 103 Ταξιαρχίας.

Ἀποφασίζουμε

Τὶς πιὸ κάτω μαχήτριες τῆς 103 Ταξιαρχίας ποὺ διακρίθηκαν στὶς ἐπιχειρήσεις τῆς Βόρειας Πίνδου-Γράμμου, ὀνομάζουμε ἀξιωματικοὺς τοῦ Δημοκρατικοῦ Στρατοῦ Ἑλλάδας μὲ τοὺς βαθμοὺς ποὺ ἀναφέρουμε

ΑΝΘΥΠΟΛΟΧΑΓΟΙ

α) Πεζικοῦ

1. Χαλβατζῆ Νίκη τοῦ Ἀθανασίου
2. Σισμανίδου Ἑλένη τοῦ Ἀβραὰμ

Στὴν Ἕδρα τῆς Προσωρινῆς Δημοκρατικῆς Κυβέρνησης
22 Σεπτέμβρη 1948

Ὁ Πρόεδρος καὶ Ὑπουργὸς τῶν Στρατιωτικῶν
Στρατηγὸς ΜΑΡΚΟΣ

Οἱ συμμορῖται ἔσπευσαν νὰ ὀργανωθοῦν εἰς «ἐξουσίαν», διὰ νὰ εἶναι ἔγκυρος ἡ ὑπ' αὐτῶν παράδοσις τῆς Μακεδονίας εἰς τοὺς Βουλγάρους, μέσῳ τῆς δῆθεν αὐτονομίας. Οἱ συμμορῖται ἐξέδιδαν καὶ «Ἐφημερίδα τῆς Προσωρινῆς Κυβέρνησης».

Οἱ ἡγέται τοῦ ΚΚΕ «χαφιέδες» καὶ πράκτορες...

Τὸ ΚΚΕ κατηγόρησε, κατὰ καιρούς, τὸ σύνολον τῶν μέχρι σήμερον ἡγετῶν του, ὡς χαφιέδες τῆς Ἀσφαλείας, πράκτορας καὶ διεφθαρμένους. Οἱ κατηγορηθέντες σημαίνοντες κομμουνισταί, ἡγέται τοῦ ΕΑΜ—ΕΛΑΣ ἢ τῶν συμμοριτῶν, εἶναι οἱ ἑξῆς:

ΑΡΗΣ ΒΕΛΟΥΧΙΩΤΗΣ—ΚΛΑΡΑΣ
ΓΕΩΡΓΙΟΣ ΣΙΑΝΤΟΣ
Ι. ΙΩΑΝΝΙΔΗΣ
Χ. ΧΑΤΖΗΒΑΣΙΛΕΙΟΥ
Μ. ΠΟΡΦΥΡΟΓΕΝΗΣ
ΜΑΡΚΟΣ ΒΑΦΕΙΑΔΗΣ
Δ. ΠΑΡΤΣΑΛΙΔΗΣ
Β. ΜΠΑΡΤΖΩΤΗΣ
Ν. ΠΛΟΥΜΠΙΔΗΣ
Κ. ΚΑΡΑΓΙΩΡΓΗΣ
Π. ΡΟΥΣΟΣ
Ι. ΖΕΒΓΟΣ
Λ. ΣΤΡΙΓΓΟΣ
ΑΠ. ΓΚΡΟΖΟΣ
Κ. ΘΕΟΣ
Ε. ΒΑΣΒΑΝΑΣ
Ε. ΑΠΟΣΤΟΛΟΥ
Ν. ΖΑΧΑΡΙΑΔΗΣ

ΚΑΙ ΑΛΛΟΙ

Αὔγουστος 1949: Τὸ Ἔθνος συντρίβει τὸ Κ.Κ.Ε.

● ΕΙΣ ΤΟ ΒΙΤΣΙ
● ΕΙΣ ΤΟ ΓΡΑΜΜΟΝ

Ἀλλὰ τὸ Κ.Κ.Ε. δὲν παρητήθη τοῦ σκοποῦ του: νὰ ἐγκαθιδρύσῃ τὴν κομμουνιστικὴν δικτατορίαν καὶ νὰ μετατρέψῃ τὴν χώραν εἰς σοβιετικὸν δορυφόρον.

«Πρέπει πολὺ προσεκτικὰ καὶ μελετημένα τὸ Κόμμα νὰ ἀνασυγκροτήσῃ τὶς κομματικές του δυνάμεις, νὰ φτιάσῃ γερὲς κομμουνιστικὲς ὀργανώσεις στὴ βάση τῆς ἀποκέντρωσης, τῆς ἐπαναστατικῆς ἐπαγρυπνήσης καὶ τῆς συνωμοτικότητας, ὀργανώσεις ἱκανὲς ν' ἀντιμετωπίσουν τὶς ὑπονομευτικὲς προσπάθειες τῆς Ἀσφάλειας... Τὸ Κόμμα πρέπει νὰ φτιάσῃ γερὸ παράνομο μηχανισμό».

Ἀπόφασις τῆς 7ης Ὁλομελείας τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε.

Καὶ ἡ ἰδία Ὁλομέλεια:

«ΣΥΝΔΥΑΣΜΟΣ ΤΗΣ ΠΑΡΑΝΟΜΗΣ ΜΕ ΤΗ ΝΟΜΙΜΗ ΔΟΥΛΕΙΑ»

ΚΑΤΑΣΚΟΠΕΙΑ
ΚΑΙ ΑΝΑΤΡΕΠΤΙΚΗ ΔΡΑΣΙΣ
ΕΥΘΥΣ ΜΕΤΑ
ΤΟΝ ΣΥΜΜΟΡΙΤΟΠΟΛΕΜΟΝ

Μετὰ τὴν νίκην τοῦ ἑλληνικοῦ στρατοῦ εἰς τὸ Βίτσι καὶ τὸ Γράμμο, τὸ Κ.Κ.Ε. ἤρχισεν ἀμέσως νὰ προετοιμάζει τὴν παράνομον καὶ ἀνατρεπτικὴν δρᾶσιν του. Οἱ διαφυγόντες εἰς τὰς χώρας τοῦ σιδηροῦ παραπετάσματος συμμορῖται ἀπετέλεσαν τὸ ἔμψυχον ὑλικὸν μιᾶς νέας ἀντεθνικῆς συνωμοσίας. Οἱ κριθέντες ὡς κατάλληλοι συνεδέθησαν μὲ τὰ Γενικὰ Ἐπιτελεῖα Στρατοῦ καὶ τὰς Μυστικὰς Ὑπηρεσίας τῶν κομμουνιστικῶν χωρῶν, διὰ νὰ χρησιμοποιηθοῦν οἱ κατάσκοποι ἐν Ἑλλάδι. Καὶ ἄλλοι ἐστάλησαν νὰ φοιτήσουν εἰς στρατιωτικὰς κομμουνιστικὰς σχολὰς ἢ εἰδικὰς σχολὰς σαμποτὲρ καὶ ἀνταρτοπολέμου.

Διὰ τὴν ἀναδιοργάνωσιν τοῦ ἐν Ἑλλάδι παρανόμου μηχανισμοῦ του, τὸ Κ.Κ.Ε. προέβη εἰς ἀλλεπαλλήλους ἀποστολὰς ὀργανωτικῶν κλιμακίων, ἐφωδιασμένων μὲ ἀσυρμάτους καὶ ἄλλα ὑλικὰ μέσα. Ἕνα τοιοῦτον εἰκοσαμελὲς κλιμάκιον κατασκοπείας καὶ ἀνατρεπτικῆς δράσεως, ἐξοντώθη τὸ θέρος τοῦ 1950. Ἕτερον, ὑπὸ τὸν Μπελογιάννην, ἐξηρθρώθη καὶ αὐτό. Τὸν Νοέμβριον τοῦ 1951 αἱ ἀρχαὶ ἀνεκάλυψαν δύο ἄλλα κατασκοπευτικὰ δίκτυα. Νέον δίκτυον ἀπεκαλύφθη τὸ 1954, τελοῦν ὑπὸ τὰς διαταγὰς τοῦ Καπετὰν Γιώτη (Φλωράκη). Τελευταίως, συνελήφθησαν κατάσκοποι, ἐλθόντες ἀπὸ τὸ σιδηροῦν παραπέτασμα, μετὰ τῶν ὁποίων συνειργάζετο καὶ ὁ ὀργανωτικὸς γραμματεὺς τῆς ΕΔΑ Γλέζος. Εἰς ὅλας τὰς περιπτώσεις, ὅπως καὶ εἰς τὴν περίπτωσιν τοῦ κατασκόπου τῆς Βουλγαρίας εἰς Κιλκίς, τὸ Κ.Κ.Ε. καὶ ἡ ΕΔΑ ὑπερασπίζονται τοὺς κατασκόπους.

Η Ε. Δ. Α.:

ΤΟ ΥΠΟΚΑΤΑΣΤΑΤΟΝ ΤΟΥ Κ.Κ.Ε.

Τὸν Ὀκτώβριον τοῦ 1949 συνῆλθεν εἰς τὸ Μπουρνέλι τῆς Ἀλβανίας ἡ 6η ὁλομέλεια τῆς Κ.Ε. τοῦ Κ.Κ.Ε., ἡ ὁποία καὶ ἀπεφάσισε νὰ συγκροτηθῇ ἐν Ἑλλάδι ἓν ὑποκατάστατον τοῦ Κ.Κ.Ε.: **«Ἐπιβάλλεται ἡ συνένωση ὅλων τῶν προοδευτικῶν δυνάμεων, σ' ἕνα κοινὸ μέτωπο πάλης, γιὰ τὰ ζητήματα τοῦ λαοῦ, τὴν ἀποστράτευση, τὴν ἀνεξαρτησία καὶ τὴν ὑπεράσπιση τῆς εἰρήνης».** Καὶ εἰς τὰς παραμονὰς τῶν ἐκλογῶν τῆς 5ης Μαρτίου 1950 συνεκροτήθη ἡ «Δημοκρατικὴ Παράταξις». Ἀλλὰ τὸ σχῆμα αὐτὸ δὲν ἱκανοποίησε τὸ Κ.Κ.Ε. ἐν τῇ Βουλῇ, διότι οἱ ἡγέται του (Ι. Σοφιανόπουλος, Ἀλ. Σβῶλος, Ν. Γρηγοριάδης κ.ἄ.), δὲν ἐτάχθησαν κατὰ τοῦ σχεδίου Μάρσαλ καὶ υἱοθέτησαν τὴν ἐθνικὴν διεκδίκησιν τῆς Βορείου Ἠπείρου. Καὶ ἡ 7η Ὁλομέλεια (Μάϊος 1950) ἀπεδοκίμασε τὴν «Δημοκρατικὴν Παράταξιν». Ἀμέσως οἱ ἐδῶ πράκτορες τοῦ Κ.Κ.Ε., κοδηγούμενοι ἀπὸ τὸν Ν. Πλουμπίδην, συνεκρότησαν τὸν «Δημοκρατικὸν Συναγερμὸν» (1950) καὶ ἀκολούθως τὴν ΕΔΑ (Αὔγουστος 1951). Ἡ ΕΔΑ κατηυθύνετο ἀπὸ τὸ Κ.Κ.Ε. μέσῳ τῶν ἐν Ἑλλάδι ἡγετῶν τοῦ παρανόμου κομμουνιστικοῦ μηχανισμοῦ καὶ τοῦ ραδιοσταθμοῦ τῶν συμμοριτῶν. Τὸ ὑποκατάστατον τοῦτο τοῦ Κ.Κ.Ε., μετὰ σειρὰν ἐκκαθαρίσεων διαφόρων συνοδοιποριακῶν στοιχείων, ἐτέθη ἀπὸ τοῦ 1956 ὑπὸ τὸν ἄμεσον ἔλεγχον καὶ τὴν διεύθυνσιν τῶν κομμουνιστῶν. Τοιουτοτρόπως, μὲ μίαν σατανικὴν περιγραφὴν καὶ καταδολίευσιν τοῦ νόμου, τὸ ἐκτὸς νόμου Κ.Κ.Ε. διαθέτει πλησίον τοῦ παρανόμου μηχανισμοῦ του καὶ νόμιμον πολιτικὴν ὀργάνωσιν, τὴν ΕΔΑ. Πλήρης «συνδυασμὸς τῆς παράνομης μὲ τὴ νόμιμη πολιτικὴ δουλειά».

Κατὰ τὴν ἀποκάλυψιν τοῦ κατασκοπευτικοῦ δικτύου τοῦ Βαβούδη (στελέχους τοῦ Κ.Κ.Ε. καὶ ἀξιωματκοῦ τῆς ρωσικῆς Νι-κα-βε-ντέ), τὸν Νοέμβριον τοῦ 1951 εἰς τὴν Καλλιθέαν, αἱ κρατικαὶ ἀρχαὶ μὲ ἐπικεφαλῆς τὸν Κ. Ρέντην καὶ τὸν Εἰσαγγελέα

᾿Αθηνῶν, ἀνεῦρον σειρὰν σημάτων τοῦ Κ.Κ.Ε. πρὸς τοὺς ἐν Ἑλλάδι ἡγέτας τοῦ παρανόμου μηχανισμοῦ του. Τὰ περισσότερα ἐξ αὐτῶν ἀφοροῦν εἰς τὴν ἐξάρτησιν τῆς ΕΔΑ ἀπὸ τὸ Κ.Κ.Ε.

ΣΗΜΑ τῆς 29ης Σεπτεμβρίου 1951

«Μόλις ἀφεθοῦν ἐλεύθεροι βουλευτές, διεύθυνση ἐφημερίδας καὶ ΕΔΑ πρέπει νὰ μποῦν καὶ Σαράφης, Γαβριηλίδης, Τσόχας. Οἱ ἴδιοι νὰ εἶναι καὶ γιὰ τὴν κοινοβουλευτικὴ ὁμάδα ὑπεύθυνοι».

ΣΗΜΑ τῆς 11ης Νοεμβρίου 1951

«Νὰ μᾶς ἀπαντήσῃς ἂν πραγματοποιήθηκε προηγουμένη ἐντολή μας νὰ μποῦν ὑπεύθυνοι ΕΔΑ καὶ ἐφημερίδας Σαράφης, Γαβριηλίδης καὶ Τσόχας. Θἄχουν καὶ ἡγεσία κοινοβουλευτικῆς ὁμάδας».

᾿Αλλά, ἡ ὑπηρετικὴ ἐξάρτησις τῆς ΕΔΑ ἀπὸ τὸ Κ.Κ.Ε. καὶ τὴν Σοβιετικὴν Ἕνωσιν ἀποδεικνύεται σαφῶς ἀπὸ τὴν πολιτικήν της ἔναντι τῆς Γιουγκοσλαβίας. Ἡ ΕΔΑ καὶ ἡ «Αὐγή», τὸ δημοσιογραφικόν της ὄργανον, τοποθετοῦνται ἔναντι τῆς Γιουγκοσλαβίας, ἀναλόγως πρὸς τοὺς ἑκάστοτε ἑλιγμοὺς τῆς ρωσικῆς πολιτικῆς. Ἡ «Αὐγὴ» εἰς κύριον ἄρθρον της τῆς 2ας ᾿Ιουνίου 1954, ἐπ᾿ εὐκαιρίᾳ τῆς ἐπισκέψεως τοῦ στρατάρχου Τίτο εἰς τὰς ᾿Αθήνας, ἔγραφε τὰ ἑξῆς:

«Ἡ ἀποστολὴ ποὺ ἔρχεται νὰ ἐκπληρώσῃ ὁ σημερινὸς ξένος, οἱ συνομιλίες ποὺ θὰ ἔχῃ μὲ τοὺς Ἕλληνες ἐπισήμους, δυστυχῶς γιὰ τοὺς λαοὺς τῆς Γιουγκοσλαβίας καὶ τῆς Ἑλλάδος δὲν ἀποβλέπουν στὴν προώθησιν φιλικῶν καὶ εἰρηνικῶν σχέσεων μὲ ὅλους τοὺς βαλκανικοὺς λαούς. ᾿Αλλὰ στὴν προώθησιν μονοπλεύρων στρατιωτικῶν συμμαχιῶν».

Μετὰ τὴν ἐπίσκεψιν συγγνώμης τῶν Κροῦστσεφ καὶ Μπουλγκάνιν εἰς τὸ Βελιγράδι, ἡ ΕΔΑ ἔσπευσε νὰ ἀναπροσαρμώσῃ τὴν ἔναντι τῆς Γιουγκοσλαβίας πολιτικήν της. Ἔτσι, ἀργότερα, ὅταν ἐπεσκέφθη τὰς ᾿Αθήνας ὁ Γιουγκοσλάβος ἀντιπρόεδρος ᾿Εντ. Καρντέλι, ἡ «Αὐγὴ» τῆς 23ης ᾿Οκτωβρίου 1957 ἔγραφε τὰ ἑξῆς:

«Πεποίθησις τῆς ἑλληνικῆς κοινῆς γνώμης εἶναι ὅτι κάθε παραπέρα σύσφιξη τῶν σχέσεων μὲ τὴν Γιουγκοσλαβία, ἡ ὁποία ἀκολουθεῖ σαφῆ ἀντιαποικιακὴ καὶ φιλειρηνικὴ πολιτική, ἀποτελεῖ μεγάλο κέρδος γιὰ τὴ χώρα μας».

᾿Απὸ τοῦ ᾿Ιουλίου τοῦ 1958, ὅταν ὁ Κροῦστσεφ ἐπετέθη καὶ πάλιν κατὰ τοῦ στρατάρχου Τίτο, ἡ ΕΔΑ καὶ ἡ «Αὐγὴ» ἤλλαξαν στάσιν καὶ ἐχαρακτήριζαν τὸν ἡγέτην τῆς Γιουγκοσλαβίας, ὡς καὶ ἡ σοβιετικὴ προπαγάνδα, «ληστήν», «ὄργανο τῶν ἰμπεριαλιστῶν» κ.λ.π. Αἱ αὐταὶ διακυμάνσεις τῶν θέσεων τῆς «Αὐγῆς»

καὶ ἔναντι τοῦ προέδρου Νάσερ, τοῦ στρατηγοῦ Κάσεμ ἢ καὶ τοῦ τέως προέδρου τῶν ΗΠΑ στρατηγοῦ 'Αϊζενχάουερ (κατὰ τὴν ἐπίσκεψιν τοῦ τελευταίου εἰς τὰς 'Αθήνας τὴν 14ην Δεκεμβρίου 1959), ἀντικατοπτρίζουν τὴν ἐξάρτησιν τῆς ΕΔΑ ἀπὸ τὸ Κ.Κ.Ε. καὶ τὴν Μόσχαν.

Ἤδη, καὶ ἀπὸ πενταετίας, ἡ ΕΔΑ διευθύνεται καὶ ἀμέσως ἀπὸ τὸ Κ.Κ.Ε. Τὰ κυριώτερα δὲ «πόστα» τῆς ΕΔΑ ταυτίζονται μὲ τὰ ἀντίστοιχα τοῦ Κ.Κ.Ε. Ὁ Μ. Γλέζος, ὀργανωτικὸς γραμματεὺς τῆς ΕΔΑ καὶ διευθυντὴς τῆς «Αὐγῆς», καταδικαζόμενος διὰ κατασκοπείαν, ὡμολόγησεν ὅτι εἶναι κομμουνιστής. Ὁ διαδεχθεὶς δὲ αὐτὸν εἰς τὴν διεύθυνσιν τῆς «Αὐγῆς» καὶ μέλος τῆς 'Εκτελεστικῆς 'Επιτροπῆς τῆς ΕΔΑ Λ. Μ. Κύρκος εἶναι ἐπίσης κομμουνιστής, συνελήφθη δὲ προσπαθῶν νὰ διαφύγῃ εἰς τοὺς συμμορίτας καὶ κατεδικάσθη διὰ τοῦτο ὑπὸ τοῦ ἁρμοδίου δικαστηρίου. 'Αλλὰ καὶ οἱ λοιποὶ κορυφαῖοι ἡγέται τῆς ΕΔΑ εἶναι κομμουνισταί, καθὼς καὶ οἱ ἰθύνοντες τῶν ἐπαρχιακῶν, συνοικιακῶν, συνδικαλιστικῶν καὶ συνοδοιποριακῶν ὀργανώσεων τῆς ΕΔΑ.

Ἡ ταύτισις τῆς ΕΔΑ καὶ τοῦ Κ.Κ.Ε. ἀποδεικνύεται ἀναμφισβητήτως ἀπὸ τὴν κοινὴν των στάσιν ἔναντι τῶν μεγάλων ἐθνικῶν θεμάτων μας. Τὴν 26ην 'Απριλίου 1955, ὁ ραδιοφωνικὸς σταθμὸς τοῦ Κ.Κ.Ε. ἐχαρακτήρισε τὸν ἀγῶνα τῆς ΕΟΚΑ ὡς **«τυχοδιωκτισμὸ μὲ πασχαλιάτικα βαρελότα»** καὶ ἔδωσε τὴν πολύτιμον διὰ τοὺς Ἄγγλους πληροφορίαν ὅτι ἡγέτης τῆς ΕΟΚΑ ἦτο ὁ στρατηγὸς Γρίβας! Ἡ ΕΔΑ ἠκολούθησε φυσικὰ τὸ Κ.Κ.Ε.. Καὶ ἡ «Αὐγὴ» τῆς 5ης Μαΐου 1955 ἔγραφε διὰ τὴν ΕΟΚΑ: **«Διασπαστὲς τῆς ἑνότητας τοῦ κυπριακοῦ λαοῦ, ποὺ παριστάνουν τοὺς νταῆδες μὲ τυχωδιωκτικὲς ἐνέργειες».** Εἰς τὴν «Αὐγὴν» ἐπίσης ἀνήκει ὁ χαρακτηρισμός, διὰ τὴν ΕΟΚΑ, **«ἀεροβομβιστὲς ποὺ προβοκάρουν τὸν ἀγῶνα τοῦ κυπριακοῦ λαοῦ».**

Πάντοτε ἡ ΕΔΑ υἱοθετεῖ καὶ προπαγανδίζει τὰς ἀπειλὰς καὶ τὰς κατὰ τῆς Ἑλλάδος ὕβρεις τῶν Ρώσων καὶ τῶν Βουλγάρων. 'Επανέλαβε τὰς ἀνθελληνικὰς συκοφαντίας τοῦ Βουλγάρου πρωθυπουργοῦ Γιούγκωφ καὶ ἐχαρακτήρισεν ὡς δικαιολογημένην τὴν ἀπειλὴν τοῦ Κρούστσεφ, ὅτι θὰ καταστρέψῃ μὲ τοὺς ρωσικοὺς πυραύλους τὴν 'Ακρόπολιν τῶν 'Αθηνῶν. Μόνον ἕνα κομμουνιστικὸν ψεῦδος δὲν υἱοθέτησεν ἡ ΕΔΑ: τὴν δῆθεν ἀποκάλυψιν τοῦ Χότζα διὰ συνωμοσίαν Ἑλλάδος, Γιουγκοσλαβίας καὶ 6ου ἀμερικανικοῦ στόλου κατὰ τῆς 'Αλβανίας. 'Αλλὰ καὶ τοῦτο, διότι, δι' ὡρισμένους λόγους, ἡ Σοβιετικὴ Ἕνωσις δὲν ἐπέτρεψε τὴν δημοσιότητα εἰς τὰς «κατηγορίας» τοῦ Χότζα...

Τέλος, ἡ ΕΔΑ δημοσιεύει εἰς τὴν ἐφημερίδα της τὰς ἐκπομπὰς τοῦ «Σταθμοῦ τῆς 'Αλήθειας» (τοῦ Κ.Κ.Ε.) καὶ ἄρθρα τῶν εἰς τὸ σιδηροῦν παραπέτασμα ἡγετῶν τοῦ Κ.Κ.Ε. Παρτσαλίδη, Ζωγράφου, Στρίγγου, Μαυρομμάτη, Κολιγιάννη κ.ἄ. Υἱοθέτησε δὲ

καὶ τὰς ἀποφάσεις τοῦ 8ου συνεδρίου τοῦ Κ.Κ.Ε. (Αὔγουστος 1961), εἰς τὰς ὁποίας τονίζεται ὅτι «τὸ συνέδριον καθώρισε ὅτι ἡ ἐπερχομένη ΕΠΑΝΑΣΤΑΣΗ στὴν Ἑλλάδα θὰ εἶναι ἀντιϊμπεριαλιστικὴ καὶ δημοκρατικὴ («Αὐγή», 6ης Σεπτεμβρίου 1961).

Διὰ μίαν ἀκόμη φορὰν οἱ κομμουνισταί, ἐν μέσῳ μιᾶς ὑποκριτικῆς φρασεολογίας περὶ ὁμαλότητος, εἰρηνεύσεως καὶ δημοκρατικῆς ἐξελίξεως, προετοιμάζονται νὰ αἱματοκυλίσουν τὴν χώραν. Ὅπως καὶ διὰ τὸ δεκεμβριανὸν κίνημα ἢ τὸν συμμοριτοπόλεμον, καὶ πάλιν τὸ Κ.Κ.Ε. καὶ ἡ ΕΔΑ «καθορίζουν» ὅτι θὰ καταφύγουν εἰς τὴν ἔνοπλον βίαν καὶ τὴν ἔξωθεν ἐπέμβασιν, ἐν ὀνόματι τοῦ «ἀντιϊμπεριαλισμοῦ» («νὰ φύγουν οἱ Ἄγγλοι καὶ οἱ Ἀμερικανοί») καὶ τῆς «δημοκρατίας» («οἱ διωκόμενοι δημοκρατικοὶ πολίτες»). Τὸ Κ.Κ.Ε. μὲ τὰς τρεῖς ὀργανώσεις του (τὸν στρατιωτικόν του μηχανισμὸν εἰς τὰς «λαϊκὰς δημοκρατίας», τὸν παράνομον καὶ κατασκοπευτικὸν μηχανισμὸν ἐντὸς τῆς Ἑλλάδος καὶ τὴν νόμιμον ὀργάνωσίν του, τὴν ΕΔΑ) συνιστᾶ ἕνα μόνιμον κίνδυνον διὰ τὴν ἀσφάλειαν τοῦ ἔθνους καὶ τὴν ὕπαρξιν τῶν δημοκρατικῶν μας θεσμῶν. Εἶναι τὸ ὄργανον τοῦ σοβιετικοῦ ἰμπεριαλισμοῦ καὶ τοῦ βουλγαρικοῦ σωβινισμοῦ.

Τὸ 8ον Συνέδριον τοῦ Κ.Κ.Ε. ἐχαρακτήρισε τὸν συμμοριτοπόλεμον «δίκαιο, ἐθνικό, δημοκρατικὸ ἀγώνα» καὶ ἐξέλεξεν εἰς τὴν ἡγεσίαν του σημαίνοντας ἀρχισυμμορίτας, ὡς ὁ Κολιγιάννης, ὁ Παρτσαλίδης, ὁ Γκρόζος καὶ ὁ Μαυρομμάτης.

ΠΙΝΑΞ ΠΕΡΙΕΧΟΜΕΝΩΝ